
HathiTrust



THECA
GRAECORUM
ET ROMANORUM
TEUBNERIANA

ARISTOTELIS
ETHICA NICOMACHEA

EDIDIT

FR. SUSEMIHL — O. APELT



LIPSIAE
IN AEDIBUS B. G. TEUBNERI.

Hermann Fränkel
1907.

ARISTOTELIS

ETHICA NICOMACHEA.

RECOGNOVIT

FRANCISCUS SUSEMIHL.

EDITIO ALTERA

CURAVIT

OTTO APELT.



LIPSIAE
IN AEDIBUS B. G. TEUBNERI
MCMIII

LIPSIAE: TYPIS B. G. TEUBNERI.

HERMANNO RASSOVIO

D. D. D.

EDITOR.

Praefatio.

Retractandae post Susemihlii flebilem obitum quasi orbatae editioni, non novae recensioni parandae operam ut impenderem a me rogavit bibliopola. Quare meum non censui iteratis vel amplificatis codicum collationibus novas opes ad textum constituendum congerere. Nec multum, opinor, profecissem, si eiusmodi onus subissem. Nam quae nobis comparata est fontium notitia Bekkeri inprimis et Schoellii aliorumque curis diligentissimis, sufficere videtur ad verba scriptoris constituenda, nec sperandum fore, ut aucta varia lectione meliora nobis succrescant quam quae habemus. Cui rei documento est mantissa illa variae lectionis, quam Susemihl appendicis loco editioni Ethicorum Eudemiorum (p. 162—177) inseruit. Perlustra, quaeso, farraginem lectionum, quas ibi vir doctissimus ex Stewarti potissimum collationibus codicum Britannicorum haustas congessit — vix quidquam invenies, quod non aut iam cognitum habeas ex Bekkeri codicibus aut com memoratione indignum iudices.

Accessit sane subsidium haud spernendum, quod continetur commentariis graecis consilio et auctoritate academiae litterariae regiae Borussicae nunc aut primum editis aut ad solidum fundamentum redactis. Sed fallitur, qui largam inde messem proventuram opinatus est. Raro enim fit, ut ex iis aliquid novi, quod idem et probandum sit, eruamus.

Quae cum ita sint, acquiescendum putamus, si summam rem spectas, in eorum codicum memoria, quorum variam lectionem Imman. Bekkeri admirabilis in fontibus

perscrutandis codicibusque eligendis solertia nobis suppeditavit. Laurentianum codicem (K^b), qui (etsi cavendum est ne nimium ei tribuamus et religiose eum sequamur, nam multifariam peccavit neque audiendus est quandocunque vel sermonis usus vel sententiae vis obstat) principem locum omnium consensu obtinet, post Bekkerum accuratissime contulit Rudolfus Schoell. Cuius collationis archetypum, olim a Rassovio, cuius in usum confectus erat, nobis dono datum cum diligenter adscisceremus factum est ut possemus paucis quibusdam locis (e. g. 1099 b, 5. 1109 a, 32. 1130 a, 28. 1131 a, 25. 1153 a, 30. 1163 b, 8) accuratiora referre, quam Susemihl et Bywater. Minutiora (praeter pauca, quae exempli causa commemoravimus) ut par est, omisimus.

Quae post Susemihlii editionem ad emendanda scriptoris verba in lucem prodierunt, ea, quatenus noscendi potestas erat, exceptis eis quae plane futilia videbantur memoranda curavimus.

Caeterum Susemihlii adnotationem criticam aliquantulum coartandam putavimus; nam erant in ea, quae demere posses. Satis duximus codicum ipsorum testimonia, quatenus ad rem aliquid facere videbantur, adferre, neque enumeravimus editorum et criticorum iudicia lectionem modo probantia modo improbantia. Nec minus utile duximus missa facere sigla illa coeuntium per singulos libros codicum, quibus parum feliciter inventis Susemihl legentium mentes magis conturbabat quam adiuvabat. Item importunum onus cancellorum et uncinorum, qui, ut valla fossae saepes viatores impediunt, sic legentibus obstabant, sine ulla dubitatione abiecimus. Nam quae in adnotatione critica de traiectionibus sive necessariis sive ad arbitrium propositis referuntur, ea cuivis lectori potestatem praebent orationis membra ad criticorum iussa distrahendi, alio transferendi, quomodocunque conglutinandi.

Restat ut rationibus subductis breviter significemus ea, quae ipsi in traditis verbis mutanda proposuimus

Ac primum quidem in quarto libro 1122b, 12, qui locus aperte corruptus est, cum dissentientes a caeteris criticis in verbo *μέγεθος* vitii sedem quaerendam opinemur, verba in hunc modum constituenda censemus: *ἐν τούτοις δὲ τὸ μέγα τοῦ μεγαλοπρεποῦς, οἷον μεσότητος* (pro *μέγεθος*) *περὶ ταῦτα τῆς ἐλευθεριότητος οὔσης, καὶ ἀπὸ τῆς ἴσης δαπάνης τὸ ἔργον ποιήσει μεγαλοπρεπέστερον*. Brevi ante (1119b, 27) liberalitatis virtutem medium tenere locum re vera inter *ἀσωτίαν* et *ἀνελευθερίαν* didicimus. Hoc autem loco eandem liberalitatem collatam cum *μεγαλοπρεπείᾳ* quodammodo (*οἷον*) medium locum habere docemur. Nam est *μεγαλοπρέπεια* quodammodo exaggerata quaedam liberalitas. Vitium ortum videtur ex vicinitate verborum *μέγα* et *μεγαλοπρεποῦς*. Possis etiam cogitare de *μειώσεως* pro *μέγεθος* scribendo, sed illud praestare videtur. Cf. quae exposuimus de hoc loco in Krit. Miscellen, Prgr. Eisenach 1901, p. 21.

Alter locus est in libro sexto 1139a, 21 sq.: *ἔστιν δ' ὅπερ ἐν διανοίᾳ κατάφασις καὶ ἀπόφασις, τοῦτο ἐν ὀρέξει δίωξις καὶ φυγή· ὥστ' ἐπειδὴ ἡ ἠθικὴ ἀρετὴ ἕξις προαιρετική, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική, δεῖ διὰ ταῦτα τόν τε λόγον ἀληθῆ εἶναι καὶ τὴν ὄρεξιν ὀρθήν, εἴπερ ἡ προαίρεσις σπουδαία, καὶ τὰ αὐτὰ τὸν μὲν φάναι τὴν δὲ διώκειν*. In his si rationem constare volumus, pro *διὰ ταῦτα* scribendum videtur *διὰ ταὐτὰ*, id quod etiam sequentia verba docent *καὶ τὰ αὐτὰ κ. τ. λ.* Cardo enim rei in eo vertitur, ut *λόγος* et *ὄρεξις*, si ille *ἀληθείας*, haec *ὀρθότητος* laudem vult ferre, non diversis causis moveantur, sed eisdem.

Tertius locus est in eodem libro 1142b, 19, ubi haec scripta extant: *ὁ γὰρ ἀκρατὴς καὶ ὁ φαῦλος ὃ προτίθεται ἰδεῖν ἐκ τοῦ λογισμοῦ τεύξεται*. In his pro inepto verbo *ἰδεῖν* proposuerunt Spengel et Rassow *τυχεῖν*. Id quamquam ferri potest, tamen tantum abest ut quidquam faciat ad sententiae vim illustrandam, ut redundantiae potius crimini obnoxium sit. Re accuratius perpensa facile con-

cedes, deesse nonnihil in argumentationis tenore. Nam non quivis *ἀκρατής* vel *φαῦλος* id quod sibi proposuit, assequetur, sed is tantummodo, cui satis magna ingenii solertia suppetit. Hoc ipsum desideramus in Aristotelis verbis; nec quidquam aliud latere putandum est in verbo corrupto *ἰδεῖν* quam huius rei significationem. Iam si memineris definitionis *δεινότητος*, quam brevi post (1144 a, 24) Aristoteles proponit hisce verbis: *ἔστιν δή τις δύναμις ἣν καλοῦσι δεινότητα· αὕτη δ' ἐστὶν τοιαύτη ὥστε τὰ πρὸς τὸν ὑποτεθέντα σκοπὸν δύνασθαι ταῦτα πράττειν καὶ τυγχάνειν αὐτῶν*, nescio an adsentiaris mihi censenti *ἰδεῖν* ortum esse ex *εἰ δεινός*, „si strenua et solerti mente praeditus est". Sic optime expletur hiatus, quo laborare ratiocinationem propositam significavimus. Nec palaeographia repugnat. Nam et terminatio *ος* compendio scripta facile deperire potuit et *εἰ* prono errore abibat in *ἰ*. Itacismus enim, quem dicunt, late grassatur in hisce libris (cf. e. g. 1133^{b}, 9). Ad ὃ ante *προτίθεται* cf. Eur. Phoen. 992 *ὥσθ' ἃ βούλομαι τυχεῖν*. Haec hactenus.

Iam tempus est ex ipsius Susemihlii praefatione omissis quae ad tempus scripta erant in medium adferre ea, quae aliquid faciunt ad illustrandam rationem criticam, qua in hisce Aristotelis libris utendum videtur. Audi igitur Susemihlium ipsum loquentem in hunc modum:

„Optime secundum codices suos Ethica Nicomachea, si quid aliud Aristotelis opus, recensuit Bekker: quae recognitione egent maximam partem congessit Rassovius. Diversam codicum illorum auctoritatem determinare mutuamque eorum rationem enucleare primus, sed frustra conatus est Krischius, veriora vidit Bonitzius (Aristot. Stud. II. III. 1863. p. 8 = Comm. Acad. Vindob. XLI. p. 384), perfecit rem Rassovius. Et hic quidem nos docuit duas olim fuisse codicum familias, quarum discriminis vestigia nobis quoque ita esse per complures libros servata, ut codicum duorum antiquissimorum et optimorum K^{b} et L^{b} alter huius, alter illius familiae agmen ducat, e duobus

vero iunioribus per alios libros M^b cum K^b et O^b cum L^b, per alios O^b cum K^b et M^b cum L^b plerumque consentiat. Quae ut possem hic illic amplificare collatis editione Aldina et vetusta translatione mihi contigit. Constat enim altera familia per libros I. II. VI. VII. IX. X. ex K^b et M^b, per libros III. IV. VIII. ex K^b et O^b, altera, per I. II. VI. VII. IX. ex L^b et O^b, per III. IV. ex L^b et M^b, per VIII. ex ΓM^b Ald., per X. ex ΓL^b Ald., in libro autem V. modo ab altera parte $K^b L^b$ et ab altera $M^b O^b$ modo ab altera $K^b O^b$ et ab altera $L^b M^b$ stare videntur. Quam priore loco posuimus recensionem, ea plerumque nonnihil melior est, quamquam in primo libro praestat altera: quapropter ubi aeque defendi potest utriusque lectio, illam semper fere praetuli. Saepissime autem K^b solus verum offert, multo rarius solus L^b nec saepius quam unus M^b: cum tamen inter peculiares M^b codicis lectiones haud paucae sint sine dubio e mera coniectura modo falsa modo recta haustae, summa in eo adhibendo cautione opus neque Bekker ubique satis ea usus est. Etiam minor eorum locorum est numerus, quibus ex solius vel Aldinae vel vetustae translationis vel O^b codicis auctoritate verba constituenda sint. Ubi vero sex illi fontes nos deserunt omnes, admodum raro ceteri auxilium ferunt, ut, licet in universum haud male nobis traditum sit hoc opus Aristoteleum, saepius tamen confugere cogamur ad virorum doctorum coniecturas. Inter quos primum locum facile tenet Rassovius vir mihi amicissimus, qui nisi oculorum infirmitate et negotiorum multitudine impeditus esset, quominus ipse Ethica Nicomachea ederet, vix ego hoc munus suscepissem“.

„Quinti libri pristinum ordinem turbatum admodum esse plurimi crediderunt: ego has perturbationes, quae in ultimis capitibus revera insunt, id quod primus breviter monuit Spengelius, postea accuratius aperuit Rieckher, magnam certe partem e duplicibus potius recensionibus ortas esse cum Rieckhero et Rassovio arbitror, transpositionibus contra tollere conati sunt et Spengelius ipse et alii. Et Mure-

tus quidem verba tantum 1134a, 24 sq. πῶς μὲν οὖν ἔχει τὸ ἀντιπεπονθὸς πρὸς τὸ δίκαιον εἴρηται πρότερον praemissa καὶ particula et εἴρηται πρότερον seclusis ante 1133b, 29. εἴρηται, Spengelius modo 1137a, 31—1138a, 3 (c. 14) ante 1134a, 25. δεῖ, modo 1136a, 10—1137a, 4 (c. 11. 12) post 1138a, 3 (c. 14), similiter Fechner 1136a, 10—1137a, 4 (c. 11. 12) post 1137a, 30 (c. 13), Hildenbrandius (Geschichte und System der Staats- und Rechtsphilosophie. I. Lips. MDCCCLX. p. 325 sqq.) 1134a, 25. πρότερον deleto 1134a, 24. πῶς — 1135a, 15, ἐπισκεπτέον ante 1133b, 29, Zeller (Philosophie der Griechen II³, 2. p. 647), et hic quidem recte, 1137a, 5—1138a, 3 (c. 13. 14) post 1138b, 13. τούτοις (c. 15) traicere voluerunt. Quibus plus minusve se accommodantes verum ordinum hunc esse: 1132b, 21—1133b, 28 (c. 8). 1134a, 24—25. πρότερον. 1137a, 31—1138a, 3 (c. 14). 1133b, 29—1134a, 16. καθόλου (c. 9). 1134a, 25. δεῖ — 1135a, 5. 1134a, 16. ἐπεὶ — 23. 1135a, 6—1137a, 4. 1138a, 4—b, 13 (c. 15). 1137a, 5—30 (c. 13) coniecit Munro, aut hunc: 1132b, 21—1133b, 28 (c. 8). 1134a, 24—1135a, 5. 1133b, 29—1134a, 13 (c. 9). 1138a, 28—b, 5. 1134a, 14—23. 1135a, 6—1136a, 9. 1137a, 5—30 (c. 13). 1136a, 10—1137a, 4 (c. 11. 12). 1138a, 4—27. b, 6—13. 1137a, 31—1138a, 3 (c. 14) aut hunc: 1137a, 31—1138a, 3 (c. 14). 1132b, 21—1133b, 28 (c. 8). 1134a, 24—1135a, 5. 1133b, 29—1134a, 13 (c. 9). 1138a, 28—b, 5. 1134a, 14—23. 1135a, 6—1136a, 9. 1137a, 5—30 (c. 13). 1136a, 10—1137a, 4 (c. 11. 12). 1138a, 4—27. 1138b, 6—13 aut hunc: 1132b, 21—1133b, 28 (c. 8). 1134a, 24—1135a, 5. 1137a, 31—1138a, 3 (c. 14). 1133b, 29—1134a, 13 (c. 9). 1138a, 28—b, 5. 1134a, 14—23. 1135a, 6—1136a, 9. 1137a, 5—30 (c. 13). 1136a, 10—1137a, 4 (c. 11. 12). 1138a, 4—27. b, 6—13 Hampkius, hunc: 1132b, 21—1134a, 13 (c. 8. 9). 1137a, 26—30. 1134a, 25. δεῖ — 1135a, 5. 1134a, 14—16. καθόλου. 1135a,

6—13. 1134a, 16. *ἐπεὶ* — 23. 1135a, 14—1136a, 9. 1137a, 5—25. 1136a, 10—1137a, 4 (c. 11. 12). 1138a, 4—27. b, 6—13. 1138a, 28—b, 5. 1134a, 24—25. *πρότερον*. 1137a, 31—1138a, 3 (c. 14) Haecker, hunc: 1132b, 21—1134a, 23. 1135a, 16—1136a, 9. 1137a, 5—1138a, 3 (c. 13. 14). 1134a, 24—1135a, 15. 1136a, 10—1137a, 4 (c. 11. 12). 1138a, 4—b, 13 (c. 15) Ueberwegius (Grundriss der Gesch. der Philos. des Alterth. ed. II. p. 243. ed. III. p. 149. ed. IV. p. 160. ed. V. p. 177), hunc: 1134a, 1. *καὶ ἡ μὲν ⟨κατὰ μέρος⟩ δικαιοσύνη* — 12. *ἔτυχεν*. 1133b, 30—1134a, 1. *ἄκρων*. 1134a, 12. *τοῦ* — 16. *καθόλου*. 1132b, 21—1133b, 28 (c. 8). 1134a, 24—1135a, 15 (deleto 1134a, 25. *πρότερον*). 1130b, 30. *τῆς δὲ πολιτικῆς* (*κατὰ μέρος* fontes) *δικαιοσύνης* — 1132b, 20. 1135a, 16—1137a, 4. 1138a, 4—b, 13 (c. 15). 1137a, 5—1138a, 3 (c. 13. 14) Trendelenburgius, qui 1133b, 29 et tamquam fragmentum, quod hac certe forma nusquam locum idoneum habeat, 1134a, 16. *ἐπεὶ* — 23 secludit, hunc denique: 1129a, 3—11. *ταῦτα*. 1137a, 5—25. 1129a, 11. *οὐδὲ* — b, 6. *ἀγαθά*. 1137a, 26—30. 1129b, 6. *ὃ* — 1133b, 33. *ἐστίν*. 1138a, 30. *καὶ* — 31. *γυμναστικῇ*. 1133b, 33. *ἡ* — 1134a, 13. 1138a, 28—30. *μέσου*. 31. *ἀλλ'* — 34. *ἀδικίας*. 1134a, 32. *ἐν οἷς δ'* (*γὰρ*?) — 33. *ἀδικία*. 1138a, 34. *τὸ δ'* — b, 5. 1134a, 14—16. *καθόλου*. 25. *δεῖ* — 1135b, 24. 1134a, 16. *ἐπεὶ* — 23. 1135b, 25—1137a, 4. 1138a, 4—27. b, 6—13. 1134a, 24—25. *πρότερον*. 1137a, 31—1138a, 3 (c. 14) Iackson, qui tamen de recta verborum 1134a, 32. *ἐν* — 33. *ἀδικία* et 1138a, 30. *καὶ* — 31. *γυμναστικῇ* sede ipse dubitat. Praeterea eodem tempore cum Hampkio Muenschero quoque 1134a, 24—1135a, 5 ante 1133b, 29 transponere placuit, Noeteliusque 1133b, 29 et 1134a, 24—25. *πρότερον* locos inter se mutare et 1134a, 16. *ἐπεὶ* — 23 post 1135b, 8. *πράττειν* traici vix recte iussit."

„Coniecturas in ipsa verba haud ita multas recepi:

saepius quae mihi placent subter versus diductis litteris imprimendas curavi. Interpunctionem tacite mutavi saepissime. In hiatibus aut plene scribendis aut elisione vel crasi tollendis, in *οὕτως* et *ν ἐφελκυστικῷ* ante consonantes ponendo, in *οὐθείς* vel *οὐδείς*, *γίνεσθαι* vel *γίγνεσθαι*, *γινώσκειν* vel *γιγνώσκειν* scribendo ubique secutus sum K[b] codicem praestantissimum et antiquissimum, nisi quod pro *οὐδ' εἷς* et *οὐθ' εἷς* semper *οὐδείς* et *οὐθείς* recepi."

Gratum fecit legentibus Susemihl, quod inseruit prolegomenis suis brevem enumerationem ac censuram cum editionum versionumque Ethicorum Nicomacheorum, tum commentationum ad ea illustranda scriptarum. Nobis tamen melius visum est hanc materiam supplendo auctam et, si quid vota nostra valerent, absolutam in indicis formam ita redigere, ut editiones, versiones, commentarios annis digesta, commentationes ordine alphabetico dispositas exhiberemus. Qua ratione et brevissime et commodissime succurri posse putabamus inopiae eorum, qui subsidia quaerunt ad verba scriptoris subtilius vel examinanda vel quomodocunque tractanda. Simul, id quod iuvat eloqui, inde cognoscitur, quam late etiam hac aetate pateat Ethicorum Aristotelicorum et auctoritas et usus. Ad vetustiora enumeranda usus sum notitia litteraria utilissima, quam Zellius editioni suae praemittendam curavit.

Notitia litteraria.

Editiones.

1. Aristotelis ethica ad Nicomachum Graece. s. a. Vetustissima ed. in folio.

2. Editio princeps operum Aristotelis Venetiis apud Aldum Pium Manutium 1495—1498 (Aldina maior).

3. Aristotelis ethica Nic. Graece. Lovanii apud Th. M. Alostensem. 1513. 4.

4. Aristotelis opera per D. Erasmum. Basil. 1531. 2 voll. Basileensis I).

5. Basileensis altera 1539 (Bas. II).

6. Basileensis tertia 1550 (Bas. III).

7. Aldina cum commentariis Graecis 1536. fol.

8. Aristotelis Ethica ad Nic. Graece. Excudebat Tiletanus. Paris 1538. 4. Ibid. 1540.

9. Aristotelis de moribus ad Nic. libri X (cum praefatione J. Sturmii) Argentorati apud Wend. Rihelium 1540. 8.

10. Aristotelis de moribus ad Nic. libri X a Petro Victorio editi. Florentiae ap. Iuntas. 1547. 4.

11. Aristotelis opera studio Baptistae Camotii, Graece. Venetiis ap. Aldum filium. 1551—1553. 8. 6 voll. (Camotiana sive Aldina minor).

12. Aristotelis de moribus ad Nic. l. X. Graece. Paris 1554. Apud Turnebum. 4.

13. Aristotelis de moribus l. X. ita Graecis interpretatione recenti cum Latinis coniunctis, ut ferme singula singulis respondeant. Paris 1555. Ap. Turnebum. fol. Heidelberg 1560. 8.

14. Aristot. de mor. ad Nic. l. X. cum variis lectionibus. Argentorati ap. Wend. Rihelium. 1554. 8. Ibd. 1556 et 1563.

15. Arist. de mor. ad Nic. l. X. Graece cum Petri Victorii et Guil. Morelii variantibus lectionibus. Paris ap. Morel. 1560. 4.

16. Zwingeriana. Gr. et lat. c. notis Lambini stud. Th. Zwingeri. Basileae 1566. 4, tum 1582. fol.

17. Victoriana altera hoc titulo: Petri Victorii commentarii in decem libros Ar. de mor. ad Nic. etc. Flor. ap. Iuntas. 1584. fol.

18. Sylburgiana. Graece c. var. lectt. opera Fr. Sylburgii. Francofurti. Apud heredes A. Wecheli. 1584—87.

19. Casauboniana. Gr. et lat. cur. Is. Casaubono. Lugduni ap. Laemarium. 1590. 2 tom. fol. et postea aliquoties repetita.

20. Arist. Eth. sive de mor. ad Nic. l. X. Studio Mathiae Bergii 1591. Francof. ap. Wechel. Ibd. 1596.

21. Arist. Eth. ad Nic. l. X. ab Antonio Riccobono Latine conversi (cum textu Graeco). Francof. ap. Wechel. 1596. 8.

22. Arist. Eth. ad Nic. libri quinque priores Graece, cum nova interpretatione etc. Tarquini Gallutii ap. Cromoisy. 1632. fol.

23. Arist. Eth. ad Nic. l. decem. Cum Lambini versione Latina, cura Sam. Rachelii. Helmstadii 1660. 4.

24. Arist. Opera omnia. Graece et Lat., auctore Duval Pontesiano. Paris. 1619. fol. 2 voll. Ultimum prodiit 1654. 4 voll. fol.

25. Arist. Eth. Nic. libri X. Graece cum Lat. interpr. Lambini, curante Wilkinson. Oxonii 1716, 8. (primus adscivit Laur. K^b). ed. altera 1803.

26. Arist. Eth. Nic. libri X. Recognovit, illustravit, latinamque Lambini interpretationem castigatam adiecit Car. Zell. 2 voll. Heidelberg 1820.

27. *Ἀριστοτέλους Ἠθικα Νικομαχεια ἐκδόντος καὶ διορθοῦντος* A. K. (A. Coraes). Paris 1822.

28. Aristotelis Eth. Nic. l. X. recogn. illustr., indice uberiore ornavit E. Cardwell. 2 voll. Oxford 1828.

29. Arist. Eth. Nic. l. X. rec., comment. illustravit C. L. Michelet. 2 voll. Berlin 1829. ed. alt. 1848.

30. Aristoteles Graece. Ex recensione Imm. Bekkeri. Ed. academia Borussica. 2 voll. Berlin 1831.

31. Arist. Eth. Nic. ed. Bekker (editio minor). 1831. 1845. 1861. 1881.

32. The Nic. Ethics of Aristotle. Edited and illustrated by Th. W. Lancaster. Oxford 1834.

33. Arist. Ethica et Rhetorica, ex rec. I. Bekker, with English notes etc. by R. B. Paul. Oxford 1834.

34. Arist. Eth. ed. by W. E. Jelf. Oxford 1857.

35. The Ethics of Arist. illustr. with essays and notes, by A. Grant. 2 voll. London 1857. 4. ed. 1884.

36. The Ethics of Arist. ed. by Rogers. Lond. 1868.

37. Didotiana. Par. 1848—69.

38. Arist. Eth. Nic. ed. G. Ramsauer. Lipsiae 1879.

39. Arist. Eth. Nic. recogn. F. Susemihl. Lips. 1880.

40. Aristote, Morale à Nic. Texte grec, avec une introduction, un argument, des notes par L. Lévy. Paris 1881.

41. The Ethics of Ar. by Gr. Smith. London 1889.

42. Aristotelis Ethica Nic. Recognovit J. Bywater. Oxf. 1894.

43. The Ethics of Aristotle ed. by J. Burnet. London 1900.

Partes Ethicorum Nic. editae sunt ab hisce:

Aristotelis Eth. Nic. l. VIII et IX περὶ φιλίας ed. A. Th. Fritzschius. Giessen 1847. Idem libros IV. VI. VII ed. in Arist. Eth. Eudem. Regensburg 1851.

Nic. Ethics b. 1—4 with a contin. analysis by E. Moore. London 1871 (saepius iteratum).

Nicom. Ethics. Construed litteraly by Dr. Giles. London 1871.

Nicom. Ethics b. V and X. Translated with a revised Greek text and brief notes by F. A. Paley. Cambridge 1872.

Arist. Ethics. Analysis of b. I—IV and X, 6—7 by J. B. Worcester. Oxford 1874.

The fifth book of the Nicom. Ethics. By H. Jackson. Cambridge 1879.

Aristotle's Ethics. Questions and Exercises on Book I—IV and part of X. Selected and arranged by a Graduate. Oxford 1880.

Arist., morale à Nic. l. 8. Texte Grec, introd. etc. par L. Lévy. Paris 1881.

Nicom. Ethics. Books 1 to 4 and book 10, chap. 6—9. With notes by E. L. Hawkins. Oxford. Pass School. 1881. 1891.

Morale à Nic. Livre VIII, expliqué littéralement par F. de Parnajon. Traduction française de Fr. Thurot, revue par Ch. Thurot. Paris 1881.

Aristot. Morale an Nicom. livre VIII. Texte grec, notes etc. par A. Philibert. Paris 1881.

Morale à Nicom. Livre VIII. Nouv. édit. par L. Carreau. Paris 1881.

Morale à Nic. Livre VIII. Texte grec, publié avec notice et notes par J. Martin. Paris 1882.

Luoghi scelti dall' Etica a Nic., con note di F. Zambaldi. Torino 1882.

Morale à Nicom. Livre 10 avec une étude sur Arist., une analyse complète, des notes histor. etc. par L. Carreau. Paris 1886.

Morale à Nicom. Livre 8. Texte grec avec une introd. etc. par L. Ollé-Laprune. Paris 1886.

Morale à Nicom. livre 10 par F. de Parnajon et trad. en franç. par F. Thurot. Paris 1886.

Ethique à Nicom. 10. livre. Texte grec etc. par J. H. Verin. Paris 1886.

Arist. Nic. Eth. b. 1—4 and b. 10 c. 6 to end. Analysed, annot. and translat. from Oxford Passman by S. H. Jeyes. London 1890.

L'Ethique à Nicom. X. livre. Texte grec et trad. franç. etc. par L. Rossigneux. Paris 1887.

Morale à Nic. 10. livre. Texte grec, des notes etc. par Hannequin. Paris 1893.

Ethique à Nicom. Livre X. Accompagnée d' éclairissements par G. Rodier. Paris 1897.

Chapters from Arist. ethics by J.H. Muirhead. London 1900.

Versiones.

Latinae.

1. Versio antiqua (nostrum Γ) a Guilelmo de Morbecka Brabantino circiter annum 1270 confecta (ante Schneiderum vulgo Thomae Cantipratano adscripta).
2. Aretini. Primum edita Romae 1473.
3. Argyropyli. 1473 (ut videtur).[1]
4. Perionii 1540. Denuo Paris 1552.
5. Feliciani. Venetiis 1542. 8.

---

1) Hae tres versiones continentur editione, quae anno fere MDIV vel MDV prodiit hoc titulo inscripta: Decem librorum moralium Aristotelis tres conversiones: prima Argyropili Byzantini, secunda Leonardi Aretini, tertia vero antiqua.

6. Turnebianae editioni adiecta versio auctore non nominato verbum de verbo reddens. Paris 1555.

7. Lambini. Paris 1558. 4.

8. Simonis Simonii Lucensis versio libri I. Nic. cum commentario. Genf 1567. 4.

9. Mureti interpretatio libri quinti. Venet. 1571. 8. repetita 1583 in eiusdem Nic. commentariis.

10. In primum, secundum, et initium tertii libri Ethicorum Arist. ad Nic. D. Petri Martyris Vermilij, Florentini, Sacrarum lit. in schola Tigurina Professoris, commentarius doctissimus. Tiguri. Excudebat Chr. Froschouerus Iunior, Mense Augusto, Anno MDLXIII. 4. (Continet versionem cum commentario. Titulum libri, qui est inter meos, accuratius indicavi, quia Zellius librum non inspexit).

11. Camerarius multa vertit in commentariis suis.

Germanicae.

Arist. Ethik. Übersetzt von D. Jenisch. Danzig 1791.

Aristot. Nik. Ethik übers. u. erläutert von Ch. Garve. 2 Bde. Bresl. 1798—1801.

Aristoteles Nikomach. Ethik. Übersetzt von J. Rieckher. Stuttgart 1856.

Aristoteles Nikomach. Ethik. Übersetzt und erläutert von A. Stahr. Stuttgart 1863. 2. Aufl. 1893.

Arist. Nikom. Ethik. Übersetzt von H. Bender. 1860.

Aristoteles Nikom. Ethik. Übersetzt von. J. H. v. Kirchmann. Lpz. 1876.

Eth. ad Nic. lib. VI. c. 1—7 übers. v. Kruhl. Prgr. Leobschütz 1856.

Anglicae.

Ar. Ethics. Transl. by Browne. London 1850.

Ar. Nic. Ethics. Transl. by R. Williams. New edit. 1876.

The Nic. Eth. transl. by D. P. Chase. 4. ed. Oxford 1877.

Aristotle's Nic. Eth. transl. by W. H. Hatch. London 1879.

Ar. Nicom. Ethics. Translated by F. H. Peters. London 1881.

Aristotle Ethics. Books 1, 2, 3, 4 and 10. Litteraly translat., with notes etc. by Basford-de-Wilson. Oxford 1884.

Aristotle's Eth. Translat. by J. Gillies. London 1893.

Aristotle's Eth. Translat. by J. E. Welldon. London 1893.

Francogallicae.

Arist. Morale traduite per J. Barthélemy St. Hilaire. 3 voll. Paris 1856.

Aristote Morale à Nic. Livre VIII expliqué littéralement par F. de Parnajon. Traduction française de Fr. Thurot. Paris 1881.

Aristote. Morale à Nic. Livre 8. Traduction franç. de F. Thurot, revue et accompagnée d'une introduction et de notes par Ch. Thurot. Paris 1881.

Aristote. Morale à Nic. Nouvelle traduction française avec introduction etc. par A. Philibert. Paris 1881.

Ar. Mor. à Nic. livre 10. Trad. franç. de Fr. Thurot, rev. et acc. d'une introd. par A. Hannequin. Paris 1886.

Italicae.

Aristoteles. La morale a Nicomaco; traduzione letterale italiana, fatta sulla edizione del Bekker. Torino 1882.

Arist. Etica, o dei morali, a Nic. libro I tradotto e comment. da E. F. Napoli 1882.

Arist. La morale, trad. sul testo del Susemihl da L. Moschettini. Vol. I. Padova 1883.

Arist. La Morale a Nicomaco. Trad. A. Arro. Torino 1881.

Russica.

Ar. Ethik. Russisch von E. Radlow. Petersburg 1887.

Danica.

Den 8. og 9. Bog af der Nik. Eth. oversatt med Anmärkn af E. F. Bojesen. Kopenhagen 1859.

Commentarii seorsim editi.

Graeci.

Aspasii in Ethica Nic. quae supersunt cons. et auct. acad. litt. reg. Boruss. ed. G. Heylbut. Berol. 1889.

Heliodori in Eth. Nic. paraphrasis cons. et auct. ac. Bor. ed. G. Heylbut. Berol. 1889.

Eustratii et Michaelis et anonyma in ethica Nic. comment. cons. et auct. ac. Bor. G. Heylbut. Berol. 1893.

Latini.

M. Antonii Mureti commentarii in Arist. X. libros Eth. ad Nic. et in Oeconomica. Ingolstadt 1602.

Ethicorum Aristotelis Nicom explicatio accuratissima Joachimi Camerarii Pabepergensis. Frankfurt 1578. 4.

Oberti Giphanii Commentari in X. l. Ehicorum Ar ad Nic. Frankfurt 1608. 8.

Anglici.

W. E. Jelf. Notes to Arist. Ethics. Oxford 1856.

J. A. Stewart. Notes on the Nic Ethics of Arist. 2 voll. Oxford 1892.

Commentationes.

Afzelius. Dissert. summi boni notitiam exponens. Holmiae 1838.

— Ar. de imputatione doctrina. Upsalae 1841.

Anton, H. S. Doctrina de natura hominis ab Ar. in scriptis ethicis proposita. Berol. 1852.

— De hominis habitu naturali quam Arist. in Eth. Nic. proposuerit doctrinam. Prgr. Erfurt 1860.

— Quae intercedat ratio inter Eth. Nic. VII, 12—15 et X, 1—5. Danzig 1858.

Arleth, E. Eth. Nic. 1097^b 16 sqq. Ztsch. f. Phil. u, phil. Krit. N. F. 90, 1. 1886.

— *Βίος τέλειος* in der Arist. Eth. Arch. f. G. d. Phil. II (1889) p. 13—21.

— Die Bedeutung von *ὄγκος* bei Ar. Eth. N. 1178 a. 1. Wien. Stud. 1900, p. 11—17.

Arns, J. Quam rationem Ar. inter virtutes eth. et dianoet. intercedere statuerit. Diss. inaug. Bonn 1893.

Aumüller, J. Vergleichung der drei Arist. Ethiken hinsichtlich ihrer Lehre über Willensfreiheit. Prgr. Landshut 1899.

Baumann, J. Quae de anima eiusque partibus Ar. in libris Eth. Nic. proposuerit. Halle 1874.

Bendixen, J. De Ethicorum Nic. integritate. Ploen 1854.

— Bemerkungen zum 7. B. der Nik. Eth. Philol. X (1855), p. 199 sqq. 263 sqq.

Bendixen, J. Die aristotelische Ethik und Politik. Philol. XI (1856), p. 351 sqq. 544 sqq.
— Jahresbericht über die arist. Ethik u. Politik. Philologus IX (1854), p. 351 sqq. 544 sqq. XVI (1860), p. 465 sqq.
Bernays, J. Aristoteles und Clemens. Symb. philol. Bonn. p. 303 sqq. Lpz. 1864.
Biehl, W. Arist. de beatit. hum. doctr. Marburg 1858.
Blume, P. Wie beurteilt Arist. im 1. B. der Nik. Ethik die plat. Ideenlehre (Diss. Rost.). Berlin 1869.
Boesser, E. Commentarius ad Arist. Eth. Nic. librum octavum et nonum. Prgr. Eutin 1873.
Bojesen, E. F. Om den 8. og 9. Bog of den N. Eth. Prgr. Soröe 1858 und 1859.
Bonitz, H. Aristotelische Studien II und III. Wien 1863.
— Specimen emendationum. Vindob. 1858.
Breier, F. De amicitia principum. Explicatur locus Eth. Nic. VII, p. 1158 a 27 sqq. Lübeck 1857 Prgr.
Broughton, R. Arist. Ethics: short summary and analysis b. 1—4. London 1887.
Bruecker, F. De tribus ethices locis, quibus Kantius differt ab Arist. (Diss.) Berlin 1866.
Busse, A. Zur Textüberlieferung der Nik. Eth. Hermes XVIII (1883), p. 137—147.
Butski, C. De ἕξει Aristotelea.
Bywater, J. Aristotelica. Journ. of phil. 5, p. 115.
— A passage in Ar. Eth. Ibd. 4 (1872), p. 150 sqq.
— Aristotelica III. Ibd. XVII (1888), p. 58 sqq.
— Contributions to the textual criticism of Ar. Nic. Eth. Oxford 1892.
Bywater, J. und Rose, V. Über die ungedruckten Kommentare zu Arist. Ethik. Herm. V, p. 354.
Delbrück, F. Ar. Eth. Nic. adumbratio. Halle 1790.
Dembowski, J. Quaest. Arist. II. De natura et notione τοῦ ϑυμοῦ, quatenus est pars ὀρέξεως. Königsberg 1881. Diss. Bonn.
Diederichsen, L. In welchem Verh. stehen das 5. 6. 7. B. der Nik. Eth. zu den vorhergehenden? Flensburg 1877.
Dielitz, Th. Quaestiones Arist. Berlin 1867.
v. Droste-Hülshoff. De Arist. iustitia universali et part. diss. Bonn 1826.

Eberlein, L. Die dianoetischen Tugenden der Nik. Ethik nach ihrem Sinne und ihrer Bedeutung. Lpz. (Diss. inaug.) 1889.

Eucken, R. Über die Methode u. die Grundlagen der ar. Ethik. Frankf. a. M. 1870.

— Ar. Anschauung von Freundschaft u. Lebensgütern. Berl. 1884.

— Neue Jen. Littzeitg. 1874, p. 339 sqq.

Fairbrother, Ar. theory of incontinence. London 1897.

Favre, Mme. Jul. La Morale d'Aristote. Paris 1889.

Fechner, H. A. Der Gerechtigkeitsbegriff des Arist. Lpz. 1855 (Diss.).

Ferrari, Sante. L'etica di Aristotele riassunta, discussa ed illustrata. Turin 1888.

— L'etica Nic. in relazione alle dottrine greche anteriori ed al pensiero moderno. Mantova 1887.

— La morale di Ar. e il pensiero etico anteriore presso i Greci. In: Atti e mem. d. r. acad. virgil. di Mantova 1885—87.

Feuerlein, E. Die phil. Sittenlehre in ihren gesch. Hauptformen. Tüb. 1857—59.

Filkuka, L. Die metaph. Grundlagen der Eth. bei Ar. Wien 1895.

Fischer, A. M. De Eth. Nic. et Eudem. Bonn 1847.

Flach, H. Ein Codex Tubingensis des Arist. Jahrb. f. Phil. 113, p. 733.

Freyschmidt. Die Arist. Lehre von der Gerechtigkeit und das moderne Staatsrecht I. Berlin 1867.

Fries, J. F. Beiträge zur Gesch. der Philosophie. 1. Heft. Ideen z. Gesch. der Ethik überhaupt u. insbesondere Vergleichung der arist. Ethik mit der neueren deutschen. Heidelberg 1819.

Glogau, G. De Ar. ethicon Nic. notionibus quae sunt *μεσότης* et *ὀρθὸς λόγος*. (Diss.) Halle 1869.

Goettling, C. De servitute ap. Arist. Jenae 1821.

Grenfell, B. P. and Hunt, A. S. Note on Ar. Nic. Eth. VII, 4. Class. Rev. 1899. VI. 290 sq.

Haecker, E. Beiträge zur Krit. u. Erkl. des 7. B. der nik. Ethik. Berlin 1869 (Prgr. des Kölln. Gymn.).

— Das Einteilungs- u. Anordnungsprinzip der mor. Tugendreihe in der Nik. Eth. Berlin 1863 (Prgr. des Kölln. Realgymn.).

— Das 5. Buch der Nik. Eth. *περὶ δικαιοσύνης*. Ztsch. f. Gymn. XVI (1862), p. 513 sqq.

— Wie der Gedanke über Arist. denke. Ztsch. f. Gymn. XVII (1863), p. 821—43.

Haecker, E. Zur nikom. Ethik. Philol. 19 (1863), p. 451—464.

Hagiosophites, P. A. Ἀριστοτέλους θεωρία περὶ τῶν ἠθικῶν. Athen 1886. Jenaer Diss.

Hampke, H. De eudaemonia Aristotelis mor. disciplinae principio. Brandenburg 1858.

— Über das 5. Buch der Nik. Eth. Philol. XVI (1860), p. 60 sqq.

Hartenstein, G. Über den wiss. Wert der arist. Ethik. Lpz. 1859. Abh. der s. Ges. d. Wiss. XI, p. 49 sqq.

Heath, J. L. On the probable order of composition of certain parts of the Nic. Eth. Journ. of phil. XIII (1884), p. 41—55.

Heiberg, J. L. Philol. LV. N. F. 1896, p. 735. De cod. eth. Nic. Bergamensi.

Heigerström, A. Arist. etiska grundtankar. 1893.

Heman, C. F. Des Ar. Lehre von der Freiheit des menschl. Willens. Lpz. 1887.

Heylbut, G. Scholien zur Nik. Ethik. Rhein. Mus. XLI (1886), p. 304 sq.

Hildenbrand, K. Gesch. u. System der Rechts- u. Staatsphilosophie. Lpz. 1860.

H. L. M. (Anonymus), On the interpretation of a passage in the Nic. Eth. b. V. ch. 8. Journ. of class. and sacred philol. I (1854), p. 344 sqq.

Hoepel, G. De notionibus voluntarii ac consilii sec. Ar. Eth. Nic. III, 1—7. Diss. Halle 1888.

Holm, A. De ethicis Polit. Arist. principiis. Diss. Berlin 1851.

Huber, S. Die Glückseligkeitslehre des Arist. (Diss.). Münster 1893.

Imelmann, J. Observationes criticae in Ar. Eth. Nic. Halle 1864.

Jackson, H. On some passages in the Nic. Eth. Journ. of Phil. IV. (1872), p. 308 sqq.

— On dislocations in the text of 5. book of the N. E. Ibd. VI, p. 100.

— On a MS of the N. E. Ibd., p. 208.

— Acad. XXXII (1887), p. 340.

— On Nic. Eth. III, 1 § 17. 1118^a 8. Ibd. XXVII (1898), p. 159 sq.

Jorgau, La doctrine du libre arbitre chez Aristote. Annal. de la fac. des lettres de Bordeaux 1887, p. 257—269.

Kaas, G. Die Lehre des Ar. von der Lust. Graz 1878.

Kaestner, A. G. De iustitia in Ar. Eth. Lpz. 1737.

Kalischer, S. De Arist. rhetoricis et ethicis Nic. et in quo et cur inter se cum congruant tum differant. (Diss.) Halle 1868.
Kalmus, O. Arist. de voluptate doctrina. Prgr. Pyritz 1862.
Kastil, A. Die Frage nach d. Erk. des Guten bei Ar. u. Thomas. Anz. d. Ak. Wien. phil. hist. Cl. 1900, p. 26 sq.
— Zur Lehre v. d. Willensfreiheit in der Nik. Eth. Prag 1901.
Klein, J. Das Empirische in d. Nik. Eth. Brandenburg 1875.
Knappe, K. Grundzüge der Ar. Lehre von der Eudämonie. Prgr. Wittenberg 1864—66.
Krannichfeld, W. R. Platonis et Arist. de ἡδονῇ sententiae quomodo cum consentiant tum dissentiant perquirendo inter sese comparatae. (Diss.) Berlin 1869.
Krantz, E. De amicitia apud Arist. Paris 1882.
Krische, A. B. Jen. allg. Litzeitg. 1835. II, p. 385 sqq. (rec. edit. Micheletianae).
Krueger, S. Aristoteles Lehre über die Glückseligkeit. Rostock 1860.
Krug, W. T. De Aristotele servitutis defensore. Lips. 1813.
Kruhl, H. Über das höchste Gut bei Ar. Bresl. 1832. 1833. 1838. Über d. Begriff d. Tugend. Lauban 1839.
Kühn, A. De Arist. virtutibus intell.. (Diss.) Berlin 1868.
Laas, E. *Εὐδαιμονία* Aristotelis in ethicis principium quid velit et valeat. Berlin 1859.
Lüdke, K. F. Über die prakt. Klugheit bei Ar. Prgr. Stralsund 1862.
Ludwich, A. Zu den in Herm. V, p. 354 sqq. mitgeteilten Auszügen aus einem ungedruckten Komm. zu Eth. V. Jahrb. f. Phil. 109, p. 457.
Lugert, J. Der Ehrbegriff der Nik. Ethik. Prgr. Prag 1889.
Luthardt, Ch. E. Die Ethik des Arist. in ihrem Unterschied von der Moral des Christentums. Lpz. 1869. 1870. 1876 (Akad. Prgr.).
Mackintosh, J. Dissertation on the progress of ethical phil. London 1830; new edition by Whewell. London 1863.
Madvig, J. N. Adversaria crit. vol. I.
Maillet, E. De voluntate ac libero arbitrio in moralibus Ar. operibus. 1882.
Mann, C. A. Quae apud Arist. inveniantur officii praeceptorum quasi semina atque initia. Berl. 1867.
Marshall, W. Cruces and criticismes. London 1886.

Meiners, Chr. Geschichte der Ethik. Göttingen 1800—1801.

Michelet, K. L. Die Ethik des Ar. in ihrem Verh. z. System der Moral. Berl. 1827.

Monro, D. B. On Eth. Nic. II, 7. Journ. of Phil. VII (1876), p. 185 sqq.

v. Monsterberg-Münckenau, S. De concentu trium Arist. de volupt. comment. Prgr. d. K. Wilh.-Gymn. zu Breslau 1889.

Moore, E. An introd. to Ar. Eth. 1—4 with analys. etc. London 1878.

Muenscher, F. Quaestionum crit. et exeg. in Ar. Eth. Nic. specimen. Marburg 1861.

Muenzel, R. Eth. Nic. I, 5. 1097 a 25. Rhein. Mus. XL (1885), p. 465.

Muenzer, J. Die Ethik des Ar. und ihr Wert auch für unsere Zeit. Wien 1883.

Munier, J. Über einige Lehren der N. E. und ihre Bez. zur Pol. Mainz 1858.

Munro, H. A. J. Nic. Eth. b. V, Eud. Eth. b. IV. Journ. of class. phil. II (1855), p. 58 sqq.

Nielaender, F. Erläuterung des von Ar. in der N. E. gegebenen Begriffs der Tugend. Herford 1861.

Noetel, R. Quaestionum Arist. specimen. Berl. 1862.

— Das 4. Kap. im 1. B. der N. E. Jahrb. f. Phil. 119 (1879), p. 25 sqq.

— Arist. eth. Nic. libri tertii capp. XIII, XIV, XV enarrata. Jahrb. f. Phil. 139, p. 721 sqq.

— Ar. eth. Nic. libri III cpp. 9. 10. 11, quae sunt de fortitudine. Prgr. Posen 1884.

— Arist. eth. Nic. libri IV capp. I, II, III, quae sunt de liberalitate, enarrantur. Jahrb. f. Phil. 1897, p. 433 sqq. cf. Festschr. z. 100j. Jubelfeier d. Friedr. Wilh.-Gymn. i. Berl. 1897.

Nyblaeus, A. Über das höchste Gut bei Ar. Lund 1863.

Ollé-Laprune, L. De Aristoteleae ethices fundamento sive de eudaemonismo Aristotelico. Paris 1882.

— Essai sur la morale d'Arist. Paris 1881.

Ολύμπιος, Α. Ι. Ἀριστοτέλους διδασκάλια περὶ ἡδονῆς. Diss. Lpz. 1879.

Oncken, W. Emendationum in Ar. Eth. Nic. et Pol. specimen. Heidelberg 1861.

Oncken, W. Eos I (1864), p. 103 sqq. (Scaligeri coniecturae).
Pansch, Ch. De eth. Nic. Bonn 1832.
— De eth. Nic. VII. c. 12—15 et X c. 1—5. Eutin 1858.
Pasig, J. Th. Die Nik. Ethik vom Standp. der christl. Moral. Borna 1879 (Diss. Jenens.) [Pleraque e Luthardto hausta].
Prantl, K. Über die dianoet. Tugenden in der Nik. Eth. München 1852.
Rassow, H. Observ. crit. in Arist. Prgr. Berl. 1858, p. 27 sq.
— Beitr. z. Erklärung u. Texteskritik der Nik. Ethik. Prgr. Weimar 1862.
— Beitr. zur Erklärung des VII. Buches der Nik. Eth. Prgr. Weimar 1868.
— Forschungen über die Nik. Eth. des Arist. Weimar 1874.
— Zu Ar. Ethik. Rhein. Mus. XL (1885), p. 312 sqq.
— Zu Aristoteles. Rhein. Mus. XLIII (1888), p. 583 sqq.
Redepennig, W. Über den Einfluß der ar. Ethik auf die Moral des Thomas von Aquino. Jena 1875 (Diss.).
Rée, P. *Τοῦ καλοῦ* notio in Arist. eth. quid sibi velit. Halle 1875 (Diss.).
Reinhardt, K. Der Philebus des Plato u. des Ar. nik. Eth. Bielefeld 1878.
Richards, H. Notes on Ar. Eth. Journ. of phil. IV (1872), p. 150 sqq.
— Aristotle's iustice in exchange, Class. Rev. VII (1894), S. 11—14.
Ridgeway, W. Nic. Eth. III, 2. Proceed. of the Cambr. Phil. Soc. 1882, p. 3.
Rieckher, J. Die drei der Nik. u. Eud. Eth. gemeinsamen Bücher. Ztsch. f. Altswiss. 1856, p. 113 sqq.
Riva, G. Il concetto di Arist. sulla felicità terrestre secondo il libr. I et X dell' Etica nic. Prato 1883.
Rose, V. Über die griech. Kommentare zur Ethik des Arist. Herm. V, p. 61 sqq. 354 sqq.
Roth, K. Über die Sinnlichkeit b. Ar. Theol. Stud. u. Krit. 1850. Bd. I, S. 625 ff.
Schiller, L. Die Sklaverei bei Arist. Prgr. Erlangen 1847.
Schindele, St. Die ar. Ethik. Darlegung u. Kritik ihrer Grundgedanken 1901.
Schleiermacher, F. Über die ethischen Werke des Arist. Werke III, 3, p. 306 sqq.

Schleiermacher, F. Über die griech. Scholien zur Nik. Eth. Abh. d. Ak. d. W. Berl. 1819, p. 263 sqq.
— Über die wiss. Behandlung des Tugendbegriffs. Abh. d. Akad. Berl. 1820.
Schmidt, C. W. Über die Einwürfe des Ar. in d. Nik. Eth. gegen Platos Lehre v. d. Lust. Bunzlau 1864.
Schmidt, L. Die Ethik der alten Griechen. Berl. 1882.
Schuetz, H. Verh. der Ethik zur Politik. Potsdam 1860.
Schwanebach, Ch. Zur Frage nach der Überlieferung des 7. Buches der Nik. Ethik. Petersburg 1883.
Seliger, P. Zu Arist. nikom. Eth. 1094ª 1. Jahrb. f. Phil. 143 (1891), p. 288.
Solomon, J. Some notes of Plato and Arist. Class. Rev. VII (1894), p. 11—14.
Solomon, J. and Burnet, J. Notes on Ar. Eth. Class. Rev. III (1889), p. 196 sq. 294 sq.
Spengel, L. Über die unter dem Namen des Arist. erhaltenen eth. Schriften. Abh. der bayr. Ak. III. München 1841, p. 439 sqq.
— Arist. Studien I. München 1843 (Abh. d. bayr. Ak. X, p. 171 sqq.).
— Münchener gel. Anz. XXXIV (1852), I, p. 433 sqq.
Starke, F. G. Arist. de principiis agendi eorumque ratione sententia. Prgr. Neu-Ruppin 1850.
Stäudlin, K. F. Geschichte der Moralphilosophie. Hannover 1823.
Steinheim, S. L. Die Sklaverei bei Arist. Hamburg 1853.
Stewart, J. A. The English Mss. of the Nic. Eth. Anecd. Oxon. Class. Series. Vol. I. Part 1. Oxford 1882.
— Notes on the Nic. Eth. Cl. Rev. 1890, p. 293 sq.
Strümpell, L. Die prakt. Phil. der Griechen. Leipzig 1861.
Susemihl, F. Jahresbericht über Arist. in Bursians Jahresbr. Bd. 1. 3. 5. 9. 17. 30. 34. 42. 50. 67. 75. 79. 88.
— De recognoscendis Eth. Nic. I. Greifswald 1878. II. Greifswald 1879.
— Studien z. Nik. Eth. Jahrb. f. Phil. 119 (1879), p. 737 sqq.
— Phil. Anz. XII (1882), p. 515—519.
— Über d. nik. Ethik des Ar. Vrh. d. 35. Vrs. d. Philol. 1881.
— Quaest. Arist. crit. et exeg. pars II. Greifswald 1893.
— Quaest. Arist. crit. et exeg. pars III. Greifswald 1894.
— Quaest. Arist. crit. et exeg. pars IV. Greifswald 1895.
— Die Bekkerschen Hss. der Nik. Eth. Jahrb. f. Phil. 48 (117), 1878, p. 625 sqq.

Susemihl, F. Studien z. Nik. Eth. Jahrb. f. Phil. 49 (119), 1879, p. 737—765.
— Die Textüberlieferung der Nik. Ethik. Jahrb. f. Phil. 127 (1883), p. 615—621.
— Berl. phil. Wochschr. 1900, p. 1505—13. (Censura editionis Burnetianae).
Taverni, R. La teoria morale di Arist. nei X libri a Nic., dichiarato in dieci lezioni. Rom 1883.
Teichmüller, G. Die Einheit der arist. Eudämonie. Petersburg 1859.
— Neue Studien z. Gesch. der Begriffe III. Die praktische Vernunft bei Ar. Gotha 1879.
Thilo, A. Ztschr. f. exakte Phil. II (Lpz. 1861), p. 271—309.
Thomas, S. Arist. Untersuchungen I. Herm. XVII (1882), p. 545—550.
Thurot, Revue crit. 1879. II, p. 168—171 (censura edit. Ramsauerianae).
Trendelenburg, A. Histor. Beitr. z. Phil. II. Berl. 1855, p. 352 sqq. III. Berl. 1867, p. 399 sqq.
— Über einige Stellen im 5. B. der Nik. Eth. Monatsber. d. Ak. d. Wiss. Berlin, März 1852.
Ueberweg, F. Grundriß d. Gesch. d. Phil. ed. V, p. 177.
— Das Kantische u. Herbartsche Moralprinzip. Fichtes Ztschr. 24. Halle 1854.
Uhde, W. De servitute ap. Ar. Diss. inaug. Berlin 1856.
Vacant, J. M. A. Les versions latines de la Morale à Nic. antérieures au XV. siècle. Amiens 1885.
Vermehren, M. Arist. Schriftstellen. Lpz. 1864.
Walther, J. Über eine falsche Auffassung des νοῦς πρακτικός. Jena 1873.
— Die Lehre von der prakt. Vernunft in der griech. Phil. Jena 1874.
Wegner, F. Die Verdienste der ar. Ethik um das Prinzip d. Persönlichkeit. Diss. Jena 1895.
Wiggert, J. De Arist. Eth. Nic. libr. VII c. 12—15. Stargard 1871. Prgr.
Wenkel, H. Die Lehre des Ar. über das höchste Gut. Sondershausen 1864. Prgr.
Wetzel, M. Die Lehre des Ar. von der distributiven Gerechtigkeit u. die Scholastik. Warburg 1881.

Wiggert, J. De Ar. Eth. Nic. VII, 12—15. Stargard 1871.
Wilson, J. Cook. On the structure of the seventh book of the Nic. Eth. c. 1—10. Oxford 1879 (Arist. Studies I).
— Testimonia for the text of Arist. Nic. Eth. Class. Rev. IX (1895), p. 1—4.
— Susemihl's edit. of the Nic. Eth., Acad. XVII (1880), p. 475.
— Phil. Rundschau 1881, p. 1238—1241. Ibd. 1882, p. 833—837.
— Journ. of Phil. XI (1882), p. 121.
— Recent emend. of the Arist. text. Academy 1887, p. 375 sq.
— Some recent emend. of Ar. and Plat. Acad. 23. 1888.
— Notes on Ar. Nic. Eth. Transact. of the Oxf. phil. soc. 1887/88, p. 119—121.
— *Μεγαλοπρέπεια* and *Μεγαλοψυχία* in Arist. Class. Rev. 1902, No. 4.
— On Ar. Nic. E. VII, 14, 2 and 12, 2 (1154ª 8—21 and 1152ᵇ 33 sqq.) Class. Rev. XVI (1902), p. 23—28.
Wittko, Versuch, das 1. Buch der nik. Ethik für den deutschen Unterr. in der Prima der Realschule zu verwerten. Elbing 1875.
Wróbel, V. Arist. de perturbationibus animi doctrina. Sanok 1886 (Lpz. Fock).
Zahlfleisch, J. Zu Ar. Eth. Nik. 1135ᵇ 3—8. Ztschr. f. östr. Gymn. 38 (1887), p. 249 sqq. 42 (1892), p. 1057 sqq.
— Zur Nik. Eth. des Ar. Ztschr. f. östr. Gymn. 43 (1882), p. 1057—1066. cf. p. 97—107.
— Philol. 54 (1895 N. F. 8), p. 315.
— Die in den drei unter d. N. des Ar. uns erhaltenen Ethiken angewandte Methode. Jahrb. f. Phil. 10, p. 1—22.
Zanotti, F. M. La filosofia morale di Aristotele, compendio, con note e passi dell' Etica Nic., per cura di L. Ferri e Fr. Zambaldi. Torino 1882. 2. ed. 1883.
Ziegler, Th. Die Ethik der Griechen u. Römer. Bonn 1881.

Notarum index.

K^b Laurentianus LXXXI, 11. saec. X.

pr. K^b significat primam manum, corr.[1] correctiones prima manu (i. e. ab ipso librario) confectas.

rc. K^b significat recentiorum correctorum manus. Inveniuntur enim praeter ipsius librarii correctiones tria genera correctionum profectarum a tribus correctoribus, qui sunt cuncti, ut videtur, saeculi decimi tertii (falsa de hac re rettulit Susemihl). Schoellius ipse diversas manus sic distinguit:

m. 1 = librarius.

m. 2 = corrector prior (saec. XIII ut vid.).

m. 3 eadem videtur esse atque rubricatoris, et ipsa, nisi fallor, saec. XIII et fort. manu 2 anterior.

m. altera = corrector secundus (saec. XIII—XIV, similis atramenti atque m. 1).

m. rec. nigriore atramento usa tamen nescio an eadem sit atque m. altera quam dico.

L^b Parisiensis 1854.

M^b Marcianus Ven. 213.

O^b Riccardianus 46.

N^b (paucis locis commemoratus) Marcian., app. IV, 53.

Γ versio latina antiqua, quae est codicis instar.

E. E. = Ethica Eudemia.

M. M. = Magna Moralia.

Asp. Aspasii in Eth. Nic. commentaria.

ΗΘΙΚΩΝ ΝΙΚΟΜΑΧΕΙΩΝ Α.

Zell. Bekk.
I Πᾶσα τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ p. 1094a
προαίρεσις, ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ· διὸ καλῶς ἀπεφή-
ναντο τἀγαθόν, οὗ πάντ' ἐφίεται. διαφορὰ δέ τις φαίνεται
2 τῶν τελῶν· τὰ μὲν γάρ εἰσιν ἐνέργειαι, τὰ δὲ παρ' αὐτὰς
ἔργα τινά. ὧν δ' εἰσὶ τέλη τινὰ παρὰ τὰς πράξεις, ἐν τού-
3 τοις βελτίω πέφυκε τῶν ἐνεργειῶν τὰ ἔργα. πολλῶν δὲ
πράξεων οὐσῶν καὶ τεχνῶν καὶ ἐπιστημῶν, πολλὰ γίνεται
καὶ τὰ τέλη· ἰατρικῆς μὲν γὰρ ὑγίεια, ναυπηγικῆς δὲ
4 πλοῖον, στρατηγικῆς δὲ νίκη, οἰκονομικῆς δὲ πλοῦτος. ὅσαι
δ' εἰσὶ τῶν τοιούτων ὑπὸ μίαν τινὰ δύναμιν, καθάπερ ὑπὸ
τὴν ἱππικὴν ἡ χαλινοποιικὴ καὶ ὅσαι ἄλλαι τῶν ἱππικῶν
ὀργάνων εἰσίν, αὕτη δὲ καὶ πᾶσα πολεμικὴ πρᾶξις ὑπὸ
τὴν στρατηγικήν, τὸν αὐτὸν δὲ τρόπον ἄλλαι ὑφ' ἑτέ-
ρας· ἐν ἁπάσαις δὴ τὰ τῶν ἀρχιτεκτονικῶν τέλη πάν-
5 των ἐστὶν αἱρετώτερα τῶν ὑπ' αὐτά. τούτων γὰρ χάριν
κἀκεῖνα διώκεται, διαφέρει δ' οὐδὲν τὰς ἐνεργείας αὐτὰς
εἶναι τὰ τέλη τῶν πράξεων ἢ παρὰ ταύτας ἄλλο τι, καθά-

1094a, 1. δὲ] δὲ καὶ $M^b O^b$ ‖ 4. γὰρ αὐτῶν εἰσὶν M^b ‖ παρὰ ταύτας Γ et rc. K^b ‖ 8. καὶ om. $K^b M^b$ ‖ γὰρ om. $M^b O^b$ ‖ 11. ἡ add. L^b ‖ χαλινοποιητικὴ $L^b M^b O^b$ et rc. K^b ‖ ἄλλαι τῶν] τῶν ἄλλων L^b ‖ 13. τὸν] κατὰ τὸν $K^b M^b$ ‖ δὲ Aldina: δὴ ‖ 14. δὴ M^b Γ: δὲ ‖ 15. ὑφ' αὐτά $L^b M^b O^b$ Aspasius.

περ ἐπὶ τῶν λεχθεισῶν ἐπιστημῶν. εἰ δή τι τέλος ἔστι τῶν II
πρακτῶν ὃ δι᾽ αὑτὸ βουλόμεθα, τὰ ἄλλα δὲ διὰ τοῦτο, καὶ μὴ
πάντα δι᾽ ἕτερον αἱρούμεθα (πρόεισι γὰρ οὕτω γ᾽ εἰς ἄπειρον,
ὥστ᾽ εἶναι κενὴν καὶ ματαίαν τὴν ὄρεξιν), δῆλον ὡς τοῦτ᾽ ἂν
εἴη τὸ ἀγαθὸν καὶ τὸ ἄριστον. — ἆρ᾽ οὖν καὶ πρὸς τὸν βίον ἡ 2
γνῶσις αὐτοῦ μεγάλην ἔχει ῥοπήν, καὶ καθάπερ τοξόται
σκοπὸν ἔχοντες μᾶλλον ἂν τυγχάνοιμεν τοῦ δέοντος; εἰ δ᾽ 3
οὕτω, πειρατέον τύπῳ γε περιλαβεῖν αὐτὸ τί ποτ᾽ ἐστὶ καὶ
τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων. δόξειε δ᾽ ἂν τῆς κυριω- 4
τάτης καὶ μάλιστα ἀρχιτεκτονικῆς. τοιαύτη δ᾽ ἡ πολιτικὴ 5
φαίνεται. τίνας γὰρ εἶναι χρεὼν τῶν ἐπιστημῶν ἐν ταῖς πό- 6
1094b λεσι, καὶ ποίας ἑκάστους μανθάνειν καὶ μέχρι τίνος, αὕτη
διατάσσει· ὁρῶμεν δὲ καὶ τὰς ἐντιμοτάτας τῶν δυνάμεων
ὑπὸ ταύτην οὔσας, οἷον στρατηγικὴν οἰκονομικὴν ῥητορικήν.
χρωμένης δὲ ταύτης ταῖς λοιπαῖς πρακτικαῖς τῶν ἐπιστη- 7
μῶν, ἔτι δὲ νομοθετούσης τί δεῖ πράττειν καὶ τίνων ἀπέχε-
σθαι, τὸ ταύτης τέλος περιέχοι ἂν τὰ τῶν ἄλλων, ὥστε
τοῦτ᾽ ἂν εἴη τὸ ἀνθρώπινον ἀγαθόν. εἰ γὰρ καὶ ταὐτόν ἐστιν ἑνὶ 8
καὶ πόλει, μεῖζόν γε καὶ τελειότερον τὸ τῆς πόλεως φαίνε-
ται καὶ λαβεῖν καὶ σῴζειν· ἀγαπητὸν μὲν γὰρ καὶ ἑνὶ
μόνῳ, κάλλιον δὲ καὶ θειότερον ἔθνει καὶ πόλεσιν.

ἡ μὲν οὖν μέθοδος τούτων ἐφίεται, πολιτική τις οὖσα· λέ- 9 III
γοιτο δ᾽ ἂν ἱκανῶς, εἰ κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη.
τὸ γὰρ ἀκριβὲς οὐχ ὁμοίως ἐν ἅπασι τοῖς λόγοις ἐπιζητητέον,
ὥσπερ οὐδ᾽ ἐν τοῖς δημιουργουμένοις. τὰ δὲ καλὰ καὶ τὰ δίκαια, 2
περὶ ὧν ἡ πολιτικὴ σκοπεῖται, τοσαύτην ἔχει διαφορὰν καὶ
πλάνην ὥστε δοκεῖν νόμῳ μόνον εἶναι, φύσει δὲ μή. τοιαύ- 3

19. *αἱρούμεθα* L^b ‖ 20. *οὕτως εἰς* L^{b}M^{b}O^b ‖ 22. *καὶ τὸ*] *καὶ* M^b ‖ 23. *καὶ καθάπερ*] *καθάπερ γὰρ* M^b ‖ 24. *σκοποῦ, ἔχοντες μᾶλλον* Oncken ‖ 26. *τῆς*] *τις* pr. K^b ‖ 27. *δ᾽ ἡ*] *δὲ καὶ ἡ* L^b ‖ 1094b, 4. *λοιπαῖς* om. K^b ‖ 8. *τε* K^{b}M^b ‖ *θειότερον* L^b ‖ 9. *γὰρ* om. K^{b}Γ ‖ 11. *μέθοδος αὕτη τούτων* M^b ‖ 13. *γὰρ*] *δὲ* L^b ‖ *ἐν — λόγοις*] *ἐφ᾽ ἑκάστου γένους* Eustratius ‖ 15. *τοιαύτην* M^b.

(III)
την δέ τινα πλάνην ἔχει καὶ τἀγαθὰ διὰ τὸ πολλοῖς συμ-
βαίνειν βλάβας ἀπ' αὐτῶν· ἤδη γάρ τινες ἀπώλοντο διὰ
4 πλοῦτον, ἕτεροι δὲ δι' ἀνδρείαν. ἀγαπητὸν οὖν περὶ τοιούτων
καὶ ἐκ τοιούτων λέγοντας παχυλῶς καὶ τύπῳ τἀληθὲς ἐν-
δείκνυσθαι, καὶ περὶ τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐκ τοιούτων
λέγοντας τοιαῦτα καὶ συμπεραίνεσθαι. τὸν αὐτὸν δὴ τρόπον
καὶ ἀποδέχεσθαι χρεὼν ἕκαστον τῶν λεγομένων· πεπαιδευ-
μένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τἀκριβὲς ἐπιζητεῖν καθ' ἕκαστον
γένος, ἐφ' ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχεται· παρα-
πλήσιον γὰρ φαίνεται μαθηματικοῦ τε πιθανολογοῦντος ἀπο-
δέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν.
5 ἕκαστος δὲ κρίνει καλῶς ἃ γινώσκει, καὶ τούτων ἐστὶν ἀγαθὸς
κριτής. καθ' ἕκαστον ἄρα ὁ πεπαιδευμένος, ἁπλῶς δ' ὁ περὶ πᾶν 1095a
πεπαιδευμένος. διὸ τῆς πολιτικῆς οὐκ ἔστιν οἰκεῖος ἀκροατὴς ὁ
νέος· ἄπειρος γὰρ τῶν κατὰ τὸν βίον πράξεων, οἱ λόγοι δ' ἐκ
6 τούτων καὶ περὶ τούτων. ἔτι δὲ τοῖς πάθεσιν ἀκολουθητικὸς ὢν
ματαίως ἀκούσεται καὶ ἀνωφελῶς, ἐπειδὴ τὸ τέλος ἐστὶν οὐ
7 γνῶσις ἀλλὰ πρᾶξις. διαφέρει δ' οὐδὲν νέος τὴν ἡλικίαν ἢ
τὸ ἦθος νεαρός· οὐ γὰρ παρὰ τὸν χρόνον ἡ ἔλλειψις, ἀλλὰ
διὰ τὸ κατὰ πάθος ζῆν καὶ διώκειν ἕκαστα. τοῖς γὰρ τοιού-
τοις ἀνόνητος ἡ γνῶσις γίνεται, καθάπερ τοῖς ἀκρατέσι·
τοῖς δὲ κατὰ λόγον τὰς ὀρέξεις ποιουμένοις καὶ πράττουσι
πολυωφελὲς ἂν εἴη τὸ περὶ τούτων εἰδέναι.
8 καὶ περὶ μὲν ἀκροατοῦ, καὶ πῶς ἀποδεκτέον, καὶ τί 2
IV προτιθέμεθα, πεφροιμιάσθω τοσαῦτα· λέγωμεν δ' ἀνα-
λαβόντες, ἐπειδὴ πᾶσα γνῶσις καὶ προαίρεσις ἀγαθοῦ τινος
ὀρέγεται, τί ἐστιν οὗ λέγομεν τὴν πολιτικὴν ἐφίεσθαι καὶ

17. *τινὰ πολλὴν ἔχει διαφορὰν καὶ πλάνην ὥστε δοκεῖν ἔχειν* pr. K^b ‖ *ἀγαθά* pr. K^b ‖ 19. *δι' ἀνδρίαν*] *διὰ φιλίαν* Rassow, *δι' εὐγένειαν* Thomas, *δι' ἀρχήν* Burnet ‖ 22. *δὲ* O^b ‖ 23. *ἕκαστα* K^bM^b ‖ 28. *δὲ*] *γὰρ* M^b ‖ 1095a, 1. *ἀκροατής* Thurot ‖ *ἄρα*] *μὲν ἄρα* M^b et pr. K^b ‖ 3. *πραγμάτων* L^bM^b ‖ 5. *ἀκούεται* pr. K^b ‖ 13. *προοιμιάσθω* pr. K^b ‖ *τοσαῦτα* etiam K^b ‖ *λέγομεν* $L^bM^bO^b$.

(IV)

τί τὸ πάντων ἀκρότατον τῶν πρακτῶν ἀγαθῶν. ὀνόματι 2
μὲν οὖν σχεδὸν ὑπὸ τῶν πλείστων ὁμολογεῖται· τὴν γὰρ
εὐδαιμονίαν καὶ οἱ πολλοὶ καὶ οἱ χαρίεντες λέγουσιν, τὸ
δ' εὖ ζῆν καὶ τὸ εὖ πράττειν ταὐτὸν ὑπολαμβάνουσι τῷ
εὐδαιμονεῖν· περὶ δὲ τῆς εὐδαιμονίας, τί ἐστιν, ἀμφισβη-
τοῦσιν καὶ οὐχ ὁμοίως οἱ πολλοὶ τοῖς σοφοῖς ἀποδιδόασιν.
οἳ μὲν γὰρ τῶν ἐναργῶν τι καὶ φανερῶν, οἷον ἡδονὴν 3
ἢ πλοῦτον ἢ τιμήν, ἄλλοι δ' ἄλλο, πολλάκις δὲ καὶ ὁ
αὐτὸς ἕτερον (νοσήσας μὲν γὰρ ὑγίειαν, πενόμενος δὲ
πλοῦτον), συνειδότες δ' ἑαυτοῖς ἄγνοιαν, τοὺς μέγα τι καὶ
ὑπὲρ αὐτοὺς λέγοντας θαυμάζουσιν· ἔνιοι δ' ᾤοντο παρὰ τὰ
πολλὰ ταῦτα ἀγαθὰ ἄλλο τι καθ' αὑτὸ εἶναι, ὃ καὶ τοῖσδε
πᾶσιν αἴτιόν ἐστι τοῦ εἶναι ἀγαθά. ἁπάσας μὲν οὖν ἐξετάζειν 4
τὰς δόξας ματαιότερον ἴσως ἐστίν, ἱκανὸν δὲ τὰς μάλιστα
ἐπιπολαζούσας ἢ δοκούσας ἔχειν τινὰ λόγον.

μὴ λανθανέτω δ' ἡμᾶς ὅτι διαφέρουσιν οἱ ἀπὸ τῶν ἀρχῶν 5
λόγοι καὶ οἱ ἐπὶ τὰς ἀρχάς. εὖ γὰρ καὶ Πλάτων ἠπόρει τοῦτο, καὶ
ἐζήτει πότερον ἀπὸ τῶν ἀρχῶν ἢ ἐπὶ τὰς ἀρχάς ἐστιν ἡ ὁδός,
1095b ὥσπερ ἐν τῷ σταδίῳ ἀπὸ τῶν ἀθλοθετῶν ἐπὶ τὸ πέρας ἢ ἀνά-
παλιν. ἀρκτέον μὲν γὰρ ἀπὸ τῶν γνωρίμων, ταῦτα δὲ διττῶς·
τὰ μὲν γὰρ ἡμῖν τὰ δ' ἁπλῶς. ἴσως οὖν ἡμῖν γε ἀρκτέον ἀπὸ
τῶν ἡμῖν γνωρίμων. διὸ δεῖ τοῖς ἔθεσιν ἦχθαι καλῶς τὸν 6
περὶ καλῶν καὶ δικαίων καὶ ὅλως τῶν πολιτικῶν ἀκουσόμε-

16. *ἀγαθόν* M^bO^b ‖ 18. *τὸ δ'*] *τό τ'* Argyropylus ‖ 25. *δ'*] *θ'*? Susemihl ‖ 27. *τούτοις πᾶσι τοῦ εἶναι ἀγαθὰ αἴτιόν ἐστι* K^bM^b ‖ 31. *μὴ* — b, 13. *ἀνήρ* non suo loco stare putat Eucken, alteram recensionem esse verborum 1094b, 11 — 1095a, 11 Susemihl ‖ *ὑμᾶς* L^bM^b ‖ 32. *ὁ Πλάτων* K^bM^b (cf. Plat. Rpl. VI. 511B) ‖ 33. *ἐστιν ὁδὸς ὥσπερ ἐπὶ τῶν σταδίων* L^b ‖ 1095b, 2. *γὰρ*] *οὖν* L^b ‖ 3. *οὖν*] *δ' οὖν*? Susemihl ‖ 4. *διὸ* — 6. *ἱκανῶς* parenthesin esse iudicavit Gifanius, post 7. *διότι* tri. Oncken ‖ *ἤθεσιν* L^bM^b.

(IV)
7 *νον ἱκανῶς (ἀρχὴ γὰρ τὸ ὅτι· καὶ εἰ τοῦτο φαίνοιτο ἀρ-*
κούντως, οὐδὲν προσδεήσει τοῦ διότι). ὁ δὲ τοιοῦτος ἢ ἔχει ἢ
λάβοι ἂν ἀρχὰς ῥᾳδίως. ᾧ δὲ μηδέτερον ὑπάρχει τούτων,
ἀκουσάτω τῶν Ἡσιόδου·

> *οὗτος μὲν πανάριστος ὃς αὐτὸς πάντα νοήσῃ,*
> *ἐσθλὸς δ' αὖ κἀκεῖνος ὃς εὖ εἰπόντι πίθηται,*
> *ὃς δέ κε μήτ' αὐτὸς νοέῃ μήτ' ἄλλου ἀκούων*
> *ἐν θυμῷ βάλληται, ὃ δ' αὖτ' ἀχρήιος ἀνήρ.*

V *ἡμεῖς δὲ λέγωμεν ὅθεν παρεξέβημεν. τὸ γὰρ ἀγα-* 3
θὸν καὶ τὴν εὐδαιμονίαν οὐκ ἀλόγως ἐοίκασιν ἐκ τῶν βίων
2 *ὑπολαμβάνειν. οἱ μὲν πολλοὶ καὶ φορτικώτατοι τὴν ἡδονήν·*
διὸ καὶ τὸν βίον ἀγαπῶσί τὸν ἀπολαυστικόν. τρεῖς γάρ εἰσι
μάλιστα οἱ προέχοντες, ὅ τε νῦν εἰρημένος καὶ ὁ πολιτικὸς
3 *καὶ τρίτος ὁ θεωρητικός. οἱ μὲν οὖν πολλοὶ παντελῶς ἀν-*
δραποδώδεις φαίνονται βοσκημάτων βίον προαιρούμενοι,
τυγχάνουσι δὲ λόγου διὰ τὸ πολλοὺς τῶν ἐν ταῖς ἐξουσίαις
4 *ὁμοιοπαθεῖν Σαρδαναπάλλῳ· οἱ δὲ χαρίεντες καὶ πρακτικοὶ*
τιμήν· τοῦ γὰρ πολιτικοῦ βίου σχεδὸν τοῦτο τέλος. φαί-
νεται δ' ἐπιπολαιότερον εἶναι τοῦ ζητουμένου· δοκεῖ γὰρ ἐν
τοῖς τιμῶσι μᾶλλον εἶναι ἢ ἐν τῷ τιμωμένῳ, τἀγαθὸν δ'
5 *οἰκεῖόν τι καὶ δυσαφαίρετον εἶναι μαντευόμεθα. ἔτι δ' ἐοί-*
κασι τὴν τιμὴν διώκειν ἵνα πιστεύσωσιν ἑαυτοὺς ἀγαθοὺς
εἶναι· ζητοῦσι γοῦν ὑπὸ τῶν φρονίμων τιμᾶσθαι, καὶ παρ'
οἷς γινώσκονται, καὶ ἐπ' ἀρετῇ· δῆλον οὖν ὅτι κατά γε
6 *τούτους ἡ ἀρετὴ κρείττων, τάχα δὲ καὶ μᾶλλον ἄν τις*

6. *γὰρ ἀρχὴ* pr. K^b, *ἀρκεῖ* (sic $mg^3 K^b$) *γὰρ* M^b et corr. L^b ‖ *εἰ τοῦτο*] *ἐν τούτοις* pr. K^b ‖ 7. *ἢ ἔχει*] *ἔχει* K^b, *ἔχοι* L^b, *ἢ ἔχοι* M^b ‖ *δὲ*] *γὰρ* Susemihl ‖ 9. *τοῦ* M^b Aspasius ‖ 10. *αὐτῶσ* pr. K^b ‖ *νοήσει φρασσάμενος τά κ' ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω* M^b ‖ 11. *δ' αὖ*] *δὲ* pr. K^b ‖ 22. *ὁμοπαθεῖν* pr. K^b ‖ 23. *τοῦτο τὸ τέλος* L^b ‖ 27. *πιστεύωσιν* L^b Aldina ‖ *εἶναι ἀγαθούς* $K^b M^b$.

(V)

τέλος τοῦ πολιτικοῦ βίου ταύτην ὑπολάβοι. φαίνεται δὲ ἀτελεστέρα καὶ αὕτη· δοκεῖ γὰρ ἐνδέχεσθαι καὶ καθεύδειν ἔχοντα τὴν ἀρετὴν ἢ ἀπρακτεῖν διὰ βίου, καὶ πρὸς τούτοις
1096a κακοπαθεῖν καὶ ἀτυχεῖν τὰ μέγιστα· τὸν δ' οὕτως ζῶντα οὐδεὶς ἂν εὐδαιμονίσειεν, εἰ μὴ θέσιν διαφυλάττων. καὶ περὶ μὲν τούτων ἅλις (ἱκανῶς γὰρ καὶ ἐν τοῖς ἐγκυκλίοις εἴρηται περὶ αὐτῶν)· τρίτος δ' ἐστὶν ὁ θεωρητικός, ὑπὲρ οὗ 7
τὴν ἐπίσκεψιν ἐν τοῖς ἑπομένοις ποιησόμεθα. ὁ δὲ χρημα- 8
τιστὴς βίαιός τις ἐστίν, καὶ ὁ πλοῦτος δῆλον ὅτι οὐ τὸ ζητούμενον ἀγαθόν· χρήσιμον γὰρ καὶ ἄλλου χάριν. διὸ μᾶλλον τὰ πρότερον λεχθέντα τέλη τις ἂν ὑπολάβοι· δι' αὑτὰ γὰρ ἀγαπᾶται. φαίνεται δὲ οὐδ' ἐκεῖνα· καίτοι πολλοὶ λόγοι πρὸς αὐτὰ καταβέβληνται.

4 ταῦτα μὲν οὖν ἀφείσθω· τὸ δὲ καθόλου βέλτιον ἴσως ἐπι- VI
σκέψασθαι καὶ διαπορῆσαι πῶς λέγεται, καίπερ προσάντους τῆς τοιαύτης ζητήσεως γιγνομένης διὰ τὸ φίλους ἄνδρας εἰσαγαγεῖν τὰ εἴδη. δόξειε δ' ἂν ἴσως βέλτιον εἶναι καὶ δεῖν ἐπὶ σωτηρίᾳ γε τῆς ἀληθείας καὶ τὰ οἰκεῖα ἀναιρεῖν, ἄλλως τε καὶ φιλοσόφους ὄντας· ἀμφοῖν γὰρ ὄντοιν φίλοιν, ὅσιον προτιμᾶν τὴν ἀλήθειαν. οἱ δὲ κομίσαντες τὴν δόξαν ταύτην οὐκ ἐποίουν ἰδέας 2
ἐν οἷς τὸ πρότερον καὶ ὕστερον ἔλεγον (διόπερ οὐδὲ τῶν ἀριθμῶν ἰδέαν κατεσκεύαζον)· τὸ δὲ ἀγαθὸν λέγεται καὶ ἐν τῷ τί καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῷ πρός τι, τὸ δὲ καθ' αὑτὸ καὶ ἡ οὐσία πρότερον τῇ φύσει τοῦ πρός τι (παραφυάδι γὰρ τοῦτ' ἔοικε καὶ συμβεβηκότι τοῦ ὄντος)· ὥστ' οὐκ ἂν εἴη κοινή τις ἐπὶ τούτων ἰδέα. ἔτι δ' ἐπεὶ τἀγαθὸν ἰσαχῶς 3

31. *δὴ* L^b, *γὰρ* pr. K^b ‖ 32. *καὶ* ante *καθεύδειν* om. K^b ‖ 1096a, 4. *ὑπὲρ* cum omnibus codd. K^b, sed ita scriptum, ut *ὑ* exitum versus, *Περ* (sic!) initium sequentis versus faciat. Hinc fort. Bekkeri error *περὶ* scribentis sine nota ‖ 5. *ἐχομένοις* K^b ‖ 6. *βίᾳ ὅστις* Watt ‖ 9. *τοι* om. K^bM^b ‖ 14. *ἴσως — καὶ* secl. Spengel ‖ 18. *τὸ* post *καὶ* add. M^bO^b ‖ *ἐλέγομεν* K^b ‖ 20. *ἐστι* post *τί* add. L^b ‖ *καὶ — ποιῷ* secl. Spengel ‖ 23. *τούτοις* K^bM^b ‖ *δ'* om. L^b.

(VI)
λέγεται τῷ ὄντι (καὶ γὰρ ἐν τῷ τί λέγεται, οἷον ὁ θεὸς καὶ
ὁ νοῦς, καὶ ἐν τῷ ποιῷ αἱ ἀρεταί, καὶ ἐν τῷ ποσῷ τὸ μέ-
τριον, καὶ ἐν τῷ πρός τι τὸ χρήσιμον, καὶ ἐν χρόνῳ και-
ρός, καὶ ἐν τόπῳ δίαιτα καὶ ἕτερα τοιαῦτα), δῆλον ὡς οὐκ
ἂν εἴη κοινόν τι καθόλου καὶ ἕν· οὐ γὰρ ἂν ἐλέγετο ἐν πά-
4 σαις ταῖς κατηγορίαις, ἀλλ' ἐν μιᾷ μόνῃ. ἔτι δ' ἐπεὶ τῶν
κατὰ μίαν ἰδέαν μία καὶ ἐπιστήμη, καὶ τῶν ἀγαθῶν ἁπάν-
των ἦν ἂν μία τις ἐπιστήμη· νῦν δ' εἰσὶ πολλαὶ καὶ τῶν
ὑπὸ μίαν κατηγορίαν, οἷον καιροῦ, ἐν πολέμῳ μὲν γὰρ στρατη-
γικὴ ἐν νόσῳ δ' ἰατρική, καὶ τοῦ μετρίου ἐν τροφῇ μὲν
5 ἰατρικὴ ἐν πόνοις δὲ γυμναστική. ἀπορήσειε δ' ἄν τις τί
ποτε καὶ βούλονται λέγειν αὐτοέκαστον, εἴπερ ἔν τε αὐτο-
ανθρώπῳ καὶ ἀνθρώπῳ εἷς καὶ ὁ αὐτὸς λόγος ἐστὶν ὁ τοῦ
ἀνθρώπου. ᾗ γὰρ ἄνθρωπος, οὐδὲν διοίσουσιν· εἰ δ' οὕτως,
6 οὐδ' ᾗ ἀγαθόν. ἀλλὰ μὴν οὐδὲ τῷ ἀίδιον εἶναι μᾶλλον
ἀγαθὸν ἔσται, εἴπερ μηδὲ λευκότερον τὸ πολυχρόνιον τοῦ
7 ἐφημέρου. πιθανώτερον δὲ ἐοίκασιν οἱ Πυθαγόρειοι λέγειν
περὶ αὐτοῦ, τιθέντες ἐν τῇ τῶν ἀγαθῶν συστοιχίᾳ τὸ ἕν· οἷς
δὴ καὶ Σπεύσιππος ἐπακολουθῆσαι δοκεῖ.

8 ἀλλὰ περὶ μὲν τούτων ἄλλος ἔστω λόγος, τοῖς δὲ λεχθεῖσιν
ἀμφισβήτησίς τις ὑποφαίνεται διὰ τὸ μὴ περὶ παντὸς ἀγαθοῦ
τοὺς λόγους ποιεῖσθαι, λέγεσθαι δὲ καθ' ἓν εἶδος τὰ καθ' αὑτὰ
διωκόμενα καὶ ἀγαπώμενα, τὰ δὲ ποιητικὰ τούτων ἢ φυλα-
κτικά πως ἢ τῶν ἐναντίων κωλυτικὰ διὰ ταῦτα λέγεσθαι καὶ
9 τρόπον ἄλλον. δῆλον οὖν ὅτι διττῶς λέγοιτ' ἂν τἀγαθά,

31. *εἴη* K^b | 32. *γὰρ* om. L^b ‖ 34. *ἀπορήσει* — b, 5. *ἐφημέρου* alieno loco inserta putat Noetel ‖ 35. *αὐτὸ ἕκαστον* pr. $K^b L^b$ ‖ *αὐτῶι ἀνθρώπωι* K^b ‖ 1096 b, 1. *καὶ ἐν ἀνθρώπῳ* K^b ‖ 2. *εἰ δ' οὕτως, οὐδὲ τὸ αὐτοαγαθὸν καὶ τὸ ἀγαθὸν ᾗ ἀγαθόν* Rassow ‖ 3. *οὐδὲ* post *μὴν*] *οὐδὲν* Susemihl ‖ 4. *πολυχρονιώτερον* $L^b \Gamma$ ‖ 8. *ἔσται* $K^b M^b$ ‖ 10. *ποιεῖσθαι* $K^b M^b$: *εἰρῆσθαι* $L^b O^b$ ‖ 13. *τἀγαθόν* L^b, *τὸ ἀγαθόν* O^b.

καὶ τὰ μὲν καθ' αὑτά, θάτερα δὲ διὰ ταῦτα. χωρίσαντες (VI)
οὖν ἀπὸ τῶν ὠφελίμων τὰ καθ' αὑτὰ σκεψώμεθα εἰ λέ-
γεται κατὰ μίαν ἰδέαν. καθ' αὑτὰ δὲ ποῖα θείη τις ἄν; ἢ 10
ὅσα καὶ μονούμενα διώκεται, οἷον τὸ φρονεῖν καὶ ὁρᾶν καὶ
ἡδοναί τινες καὶ τιμαί; ταῦτα γὰρ εἰ καὶ δι' ἄλλο τι διώ-
κομεν, ὅμως τῶν καθ' αὑτὰ ἀγαθῶν θείη τις ἄν. ἢ οὐδ'
ἄλλο οὐδὲν πλὴν τῆς ἰδέας; ὥστε μάταιον ἔσται τὸ εἶδος.
εἰ δὲ καὶ ταῦτ' ἐστὶν τῶν καθ' αὑτά, τὸν τἀγαθοῦ λόγον ἐν 11
ἅπασιν αὐτοῖς τὸν αὐτὸν ἐμφαίνεσθαι δεήσει, καθάπερ ἐν
χιόνι καὶ ψιμυθίῳ τὸν τῆς λευκότητος. τιμῆς δὲ καὶ φρο-
νήσεως καὶ ἡδονῆς ἕτεροι καὶ διαφέροντες οἱ λόγοι ταύτῃ ᾗ ἀγα-
θά. οὐκ ἔστιν ἄρα τὸ ἀγαθὸν κοινόν τι ⟨καὶ⟩ κατὰ μίαν ἰδέαν.
ἀλλὰ πῶς δὴ λέγεται; οὐ γὰρ ἔοικε τοῖς γε ἀπὸ 12
τύχης ὁμωνύμοις. ἀλλ' ἆρά γε τῷ ἀφ' ἑνὸς εἶναι ἢ πρὸς
ἓν ἅπαντα συντελεῖν, ἢ μᾶλλον κατὰ ἀναλογίαν; ὡς γὰρ
ἐν σώματι ὄψις, ἐν ψυχῇ νοῦς, καὶ ἄλλο δὴ ἐν ἄλλῳ.
ἀλλ' ἴσως ταῦτα μὲν ἀφετέον τὸ νῦν, ἐξακριβοῦν γὰρ ὑπὲρ 13
αὐτῶν ἄλλης ἂν εἴη φιλοσοφίας οἰκειότερον· ὁμοίως δὲ καὶ
περὶ τῆς ἰδέας. εἰ γὰρ καὶ ἔστιν ἕν τι καὶ κοινῇ κατηγορού-
μενον ἀγαθὸν ἢ χωριστόν αὐτό τι καθ' αὑτό, δῆλον ὡς οὐκ
ἂν εἴη πρακτὸν οὐδὲ κτητὸν ἀνθρώπῳ· νῦν δὲ τοιοῦτόν τι
ζητεῖται. τάχα δέ τῳ δόξειεν ἂν βέλτιον εἶναι γνωρίζειν 14
αὐτὸ πρὸς τὰ κτητὰ καὶ πρακτὰ τῶν ἀγαθῶν· οἷον γὰρ
παράδειγμα τοῦτ' ἔχοντες, μᾶλλον εἰσόμεθα καὶ τὰ ἡμῖν
ἀγαθά· κἂν εἰδῶμεν, ἐπιτευξόμεθα αὐτῶν. πιθανότητα μὲν 15
οὖν τινα ἔχει ὁ λόγος, ἔοικεν δὲ ταῖς ἐπιστήμαις διαφωνεῖν·
πᾶσαι γὰρ ἀγαθοῦ τινος ἐφιέμεναι καὶ τὸ ἐνδεὲς ἐπιζητοῦ-
σαι, παραλείπουσι τὴν γνῶσιν αὐτοῦ· καίτοι βοήθημα τηλι-
κοῦτον τοὺς τεχνίτας ἅπαντας ἀγνοεῖν καὶ μηδ' ἐπιζητεῖν

20. *πλεῖον* K^b ‖ 24. *ἀγαθόν* L^b ‖ 25. *καὶ* add. Noetel ‖ 26. *γε* om. K^bM^b ‖ 30. *τὰ νῦν* K^b ‖ 32. *γὰρ καὶ*] *γὰρ* K^bM^b ‖ *τι καὶ*] *τι τὸ* L^bO^b ‖ 33. *τι αὐτὸ* L^bO^b ‖ 1097a, 4. *ἔχει τινὰ* L^bO^b ‖ 7. *ἅπαντας τοὺς τεχνίτας* L^bO^b.

(VI)

16 οὐκ εὔλογον. ἄπορον δὲ καὶ τί ὠφεληθήσεται ὑφάντης ἢ τέκτων πρὸς τὴν αὑτοῦ τέχνην, εἰδὼς αὐτὸ τὸ ἀγαθόν, ἢ πῶς ἰατρικώτερος ἢ στρατηγικώτερος ἔσται ὁ τὴν ἰδέαν αὐτὴν τεθεαμένος. φαίνεται μὲν γὰρ οὐδὲ τὴν ὑγίειαν οὕτως ἐπισκοπεῖν ὁ ἰατρός, ἀλλὰ τὴν ἀνθρώπου, μᾶλλον δ' ἴσως τὴν τοῦδε· καθ' ἕκαστον γὰρ ἰατρεύει.

VII καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω· πάλιν 5
δ' ἐπανέλθωμεν ἐπὶ τὸ ζητούμενον ἀγαθόν, τί ποτ' ἂν εἴη. φαίνεται μὲν γὰρ ἄλλο ἐν ἄλλῃ πράξει καὶ τέχνῃ· ἄλλο γὰρ ἐν ἰατρικῇ καὶ στρατηγικῇ καὶ ταῖς λοιπαῖς ὁμοίως. τί οὖν ἑκάστης τἀγαθόν; ἢ οὗ χάριν τὰ λοιπὰ πράττεται; τοῦτο δὲ ἐν ἰατρικῇ μὲν ὑγίεια, ἐν στρατηγικῇ δὲ νίκη, ἐν οἰκοδομικῇ δ' οἰκία, ἐν ἄλλῳ δ' ἄλλο, ἐν ἁπάσῃ δὲ πράξει καὶ προαιρέσει τὸ τέλος· τούτου γὰρ ἕνεκα τὰ λοιπὰ πράττουσι πάντες. ὥστε εἴ τι τῶν πρακτῶν ἁπάντων ἐστὶ τέλος, τοῦτ' ἂν εἴη τὸ πρακτὸν ἀγαθόν, εἰ δὲ πλείω,
2 ταῦτα. μεταβαίνων δὴ ὁ λόγος εἰς ταὐτὸν ἀφῖκται. τοῦτο
3 δὲ ἔτι μᾶλλον διασαφῆσαι πειρατέον. ἐπεὶ δὲ πλείω φαίνεται τὰ τέλη, τούτων δὲ αἱρούμεθά τινα δι' ἕτερα, οἷον πλοῦτον αὐλοὺς καὶ ὅλως τὰ ὄργανα, δῆλον ὡς οὐκ ἔστιν πάντα τέλεια· τὸ δ' ἄριστον τέλειόν τι φαίνεται. ὥστ' εἰ μέν ἐστιν ἕν τι μόνον τέλειον, τοῦτ' ἂν εἴη τὸ ζητούμενον,
4 εἰ δὲ πλείω, τὸ τελειότατον τούτων. τελειότερον δὲ λέγομεν τὸ καθ' αὑτὸ διωκτὸν τοῦ δι' ἕτερον, καὶ τὸ μηδέποτε

9. τὸ αὐτοαγαθὸν M^b, τὸ αὐτὸ τοῦτο ἀγαθόν K^b ‖ 21. τέλειον M^b ‖ 24. ταὐτόν] τοῦτο M et Eustratius, qui alteram quoque lectionem novit ‖ 25. ἐπεὶ δὴ Heliodorus ‖ 26. ἕτερον K^bM^bΓ ‖ 27. αὐλοὺς] ἀγροὺς Coraes, φίλους Bonitz, δούλους Bywater, secl. Zell. cf. Bendixen Philol. XVI p. 488 ‖ 28. πάντα] ταῦτα Coraes ‖ 30. τελειότερον γὰρ λέγομεν Eustratius.

(VII)

δι' ἄλλο αἱρετὸν τῶν ⟨καὶ⟩ καθ' αὑτὰ καὶ διὰ τοῦθ' αἱρετῶν,
καὶ ἁπλῶς δὴ τέλειον τὸ καθ' αὑτὸ αἱρετὸν αἰεὶ καὶ μηδέ-
ποτε δι' ἄλλο. τοιοῦτον δ' ἡ εὐδαιμονία μάλιστ' εἶναι δοκεῖ· 5
1097b ταύτην γὰρ αἱρούμεθα ἀεὶ δι' αὐτὴν καὶ οὐδέποτε δι' ἄλλο,
τιμὴν δὲ καὶ ἡδονὴν καὶ νοῦν καὶ πᾶσαν ἀρετὴν αἱρούμεθα
μὲν καὶ δι' αὐτά (μηθενὸς γὰρ ἀποβαίνοντος ἑλοίμεθ' ἂν
ἕκαστον αὐτῶν), αἱρούμεθα δὲ καὶ τῆς εὐδαιμονίας χάριν,
διὰ τούτων ὑπολαμβάνοντες εὐδαιμονήσειν. τὴν δ' εὐδαιμο-
νίαν οὐδεὶς αἱρεῖται τούτων χάριν, οὐδ' ὅλως δι' ἄλλο. φαίνε- 6
ται δὲ καὶ ἐκ τῆς αὐταρκείας τὸ αὐτὸ συμβαίνειν· τὸ γὰρ
τέλειον ἀγαθὸν αὔταρκες εἶναι δοκεῖ. τὸ δὲ αὔταρκες λέγο-
μεν οὐκ αὐτῷ μόνῳ τῷ ζῶντι βίον μονώτην, ἀλλὰ καὶ γο-
νεῦσι καὶ τέκνοις καὶ γυναικί, καὶ ὅλως τοῖς φίλοις καὶ πο-
λίταις, ἐπειδὴ φύσει πολιτικὸν ὁ ἄνθρωπος. τούτων δὲ ληπτέος 7
ὅρος τις· ἐπεκτείνοντι γὰρ ἐπὶ τοὺς γονεῖς καὶ τοὺς ἀπογόνους
καὶ τῶν φίλων τοὺς φίλους εἰς ἄπειρον πρόεισιν. ἀλλὰ τοῦτο
μὲν εἰσαῦθις ἐπισκεπτέον, τὸ δ' αὔταρκες τίθεμεν ὃ μονού-
μενον αἱρετὸν ποιεῖ τὸν βίον καὶ μηδενὸς ἐνδεᾶ· τοιοῦτον δὲ
τὴν εὐδαιμονίαν οἰόμεθα εἶναι, ἔτι δὲ πάντων αἱρετωτάτην 8
μὴ συναριθμουμένην. συναριθμουμένην γὰρ δῆλον ὡς αἱρετωτέ-
ραν μετὰ τοῦ ἐλαχίστου τῶν ἀγαθῶν· ὑπεροχὴ γὰρ ἀγαθῶν
γίνεται τὸ προστιθέμενον, ἀγαθῶν δὲ τὸ μεῖζον αἱρετώτερον
αἰεί. τέλειον δή τι φαίνεται καὶ αὔταρκες ἡ εὐδαιμονία,
τῶν πρακτῶν οὖσα τέλος.

32. *καὶ* post *τῶν* om. codd. ut videtur omnes: add. Aspasius, al. ‖ *διὰ τοῦθ'*] *δι' αὑτὰ* K^b, *δι' αὑτὸ* Asp., *δι' ἄλλο* *Γ* ‖ 34. *δ'*] *δὴ* K^b ‖ 1097b, 5. *τὴν εὐδαιμονίαν δ'* K^b ‖ 10. *γυναιξὶ* K^b M^b ‖ 11. *πολιτικὸς* L^b M^b ‖ *ὁ* om. L^b O^b ‖ 15. *αἱρετὸν* K^b Asp.: *ἄρκιον καὶ αἱρετὸν* L^b, *αἱρετὸν καὶ ἄρκιον* M^b ‖ 17. *γὰρ* Aretinus: *δὲ* ‖ 18. *ὑπεροχὴ γὰρ* — 20. *αἰεί* secl. Zeller Phil. d. Gr. II³, 2, 610, 2 ‖ 21. *τῶν*] *πάντων τῶν* M^b.

(VII)

9 ἀλλ᾽ ἴσως τὴν μὲν εὐδαιμονίαν τὸ ἄριστον λέγειν ὁμο- 6
λογούμενόν τι φαίνεται, ποθεῖται δ᾽ ἐναργέστερον τί ἐστιν ἔτι
10 λεχθῆναι. τάχα δὴ γένοιτ᾽ ἂν τοῦτ᾽, εἰ ληφθείη τὸ ἔργον
τοῦ ἀνθρώπου. ὥσπερ γὰρ αὐλητῇ καὶ ἀγαλματοποιῷ καὶ
παντὶ τεχνίτῃ, καὶ ὅλως ὧν ἔστιν ἔργον τι καὶ πρᾶξις, ἐν
τῷ ἔργῳ δοκεῖ τἀγαθὸν εἶναι καὶ τὸ εὖ, οὕτω δόξειεν ἂν καὶ
11 ἀνθρώπῳ, εἴπερ ἔστι τι ἔργον αὐτοῦ. πότερον οὖν τέκτονος μὲν
καὶ σκυτέως ἔστιν ἔργα τινὰ καὶ πράξεις, ἀνθρώπου δ᾽ οὐδὲν
ἔστιν, ἀλλ᾽ ἀργὸν πέφυκεν; ἢ καθάπερ ὀφθαλμοῦ καὶ χει-
ρὸς καὶ ποδὸς καὶ ὅλως ἑκάστου τῶν μορίων φαίνεταί τι
ἔργον, οὕτω καὶ ἀνθρώπου παρὰ πάντα ταῦτα θείη τις ἂν
12 ἔργον τι; τί οὖν δὴ τοῦτ᾽ ἂν εἴη ποτέ; τὸ μὲν γὰρ ζῆν κοινὸν
εἶναι φαίνεται καὶ τοῖς φυτοῖς, ζητεῖται δὲ τὸ ἴδιον. ἀφο-
ριστέον ἄρα τήν τε θρεπτικὴν καὶ τὴν αὐξητικὴν ζωήν. ἑπομένη 1098a
δὲ αἰσθητική τις ἂν εἴη, φαίνεται δὲ καὶ αὕτη κοινὴ καὶ ἵππῳ
13 καὶ βοῒ καὶ παντὶ ζῴῳ. λείπεται δὴ πρακτική τις τοῦ λό-
γον ἔχοντος. τούτου δὲ τὸ μὲν ὡς ἐπιπειθὲς λόγῳ, τὸ δ᾽ ὡς
ἔχον καὶ διανοούμενον. διττῶς δὲ καὶ ταύτης λεγομένης,
τὴν κατ᾽ ἐνέργειαν θετέον· κυριώτερον γὰρ αὕτη δοκεῖ λέγε-
14 σθαι. εἰ δ᾽ ἐστὶν ἔργον ἀνθρώπου ψυχῆς ἐνέργεια κατὰ λόγον
ἢ μὴ ἄνευ λόγου, τὸ δ᾽ αὐτό φαμεν ἔργον εἶναι τῷ γένει
τοῦδε καὶ τοῦδε σπουδαίου, ὥσπερ κιθαριστοῦ καὶ σπουδαίου
κιθαριστοῦ, καὶ ἁπλῶς δὴ τοῦτ᾽ ἐπὶ πάντων, προστιθεμένης τῆς
κατ᾽ ἀρετὴν ὑπεροχῆς πρὸς τὸ ἔργον (κιθαριστοῦ μὲν γὰρ τὸ
κιθαρίζειν, σπουδαίου δὲ τὸ εὖ)· εἰ δ᾽ οὕτως, ἀνθρώπου δὲ τί-

23. ποθεῖ K^b ‖ 24. δὲ M^b ‖ 30. ποδὸς καὶ χειρὸς K^b ‖ 32. ταῦτα ante πάντα $M^b O^b$, om. L^b ‖ 33. γὰρ] οὖν Heliodorus ‖ 1098a, 1. τε add. K^b ‖ τὴν add. K^b ‖ 2. δὲ] γὰρ M^b ‖ 3. δὲ $K^b M^b$ Asp. ‖ 4. τούτου — 5. διανοούμενον secl. Rassow ‖ 5. καὶ secl. Rassow ‖ 6. ante τὴν inserenda esse τῆς μὲν κατ᾽ ἐνέργειαν τῆς δὲ καθ᾽ ἕξιν putat Rassow ‖ 11. κατὰ τὴν ἀρετὴν K^b ‖ τὸ post γὰρ om K^b ‖ 12. ἀνθρώπου — 15. οὕτω ut repetitionem eorum quae antecedunt secl. Bywater.

(VII)

θεμεν ἔργον ζωήν τινα, ταύτην δὲ ψυχῆς ἐνέργειαν καὶ πράξεις
μετὰ λόγου, σπουδαίου δὲ ἀνδρὸς εὖ ταῦτα καὶ καλῶς, ἕκα-
στον δὲ εὖ κατὰ τὴν οἰκείαν ἀρετὴν ἀποτελεῖται· εἰ δὴ οὕτω, 15
τὸ ἀνθρώπινον ἀγαθὸν ψυχῆς ἐνέργεια γίνεται κατ' ἀρετήν,
εἰ δὲ πλείους αἱ ἀρεταί, κατὰ τὴν ἀρίστην καὶ τελειοτάτην·
ἔτι δ' ἐν βίῳ τελείῳ. μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ, οὐδὲ 16
μία ἡμέρα· οὕτω δὲ οὐδὲ μακάριον καὶ εὐδαίμονα μία ἡμέρα
οὐδ' ὀλίγος χρόνος.

7 περιγεγράφθω μὲν οὖν τὸ ἀγαθὸν ταύτῃ (δεῖ γὰρ ἴσως ὑπο- 17
τυπῶσαι πρῶτον, εἶθ' ὕστερον ἀναγράψαι)· δόξειε δ' ἂν παντὸς
εἶναι προαγαγεῖν καὶ διαρθρῶσαι τὰ καλῶς ἔχοντα τῇ περιγραφῇ,
καὶ ὁ χρόνος τῶν τοιούτων εὑρετὴς ἢ συνεργὸς ἀγαθὸς εἶναι.
ὅθεν καὶ τῶν τεχνῶν γεγόνασιν αἱ ἐπιδόσεις· παντὸς γὰρ προσ-
θεῖναι τὸ ἐλλεῖπον. μεμνῆσθαι δὲ καὶ τῶν προειρημένων χρή, 18
καὶ τὴν ἀκρίβειαν μὴ ὁμοίως ἐν ἅπασιν ἐπιζητεῖν, ἀλλ' ἐν ἑκά-
στοις κατὰ τὴν ὑποκειμένην ὕλην, καὶ ἐπὶ τοσοῦτον ἐφ' ὅσον οἰ-
κεῖον τῇ μεθόδῳ. καὶ γὰρ τέκτων καὶ γεωμέτρης διαφερόντως 19
ἐπιζητοῦσι τὴν ὀρθήν· ὃ μὲν γὰρ ἐφ' ὅσον χρησίμη πρὸς τὸ ἔρ-
γον, ὃ δὲ τί ἐστιν ἢ ποῖόν τι, θεατὴς γὰρ τἀληθοῦς. τὸν αὐτὸν
δὴ τρόπον καὶ ἐν τοῖς ἄλλοις ποιητέον, ὅπως μὴ τὰ πάρεργα
τῶν ἔργων πλείω γίνηται. οὐκ ἀπαιτητέον δὲ οὐδὲ τὴν αἰτίαν 20
ἐν ἅπασιν ὁμοίως, ἀλλ' ἱκανὸν ἔν τισι τὸ ὅτι δειχθῆναι κα-
λῶς[, οἷον καὶ περὶ τὰς ἀρχάς]· τὸ δ' ὅτι πρῶτον καὶ ἀρχή·
τῶν ἀρχῶν δ' αἳ μὲν ἐπαγωγῇ θεωροῦνται, αἳ δὲ αἰσθήσει, 21
αἳ δ' ἐθισμῷ τινί, καὶ ἄλλαι δ' ἄλλως. μετιέναι δὲ πειρα- 22
τέον ἑκάστας ᾗ πεφύκασιν, καὶ σπουδαστέον ὅπως διορισθῶσι

13. *καὶ* — 16. *ἐνέργεια* om. pr. K^b ‖ *πρᾶξιν* $M^b O^b$ ‖ 15. *δὴ* Bonitz: *δ'* ‖ 18. *οὐδὲ μία ἡμέρα* secl. Susemihl ‖ 22. *δόξειε* — b, 8. *ζητουμένων* secl. Susemihl ‖ 25. *αἱ* add. K^b Asp. ‖ 26. *μεμνῆσθαι* — b, 8. *ζητουμένων* repetitionem esse eorum quae exposita sunt 1094b, 11 sqq. docuit Rassow ‖ 31. *τι* om. K^b ‖ 1098b, 2. *οἷον* — *ἀρχάς* secl. Zeller apud Muenscherum ‖ *δ'* secl. Ramsauer ‖ 5. *ἑκάστης* K^b ‖ *δρισθῶσι* $L^b M^b O^b$.

(VII)
23 καλῶς, μεγάλην γὰρ ἔχουσι ῥοπὴν πρὸς τὰ ἑπόμενα. δοκεῖ
γὰρ πλεῖον ἢ ἥμισυ τοῦ παντὸς εἶναι ἡ ἀρχή, καὶ πολλὰ συμ-
VIII φανῆ γίνεσθαι δι' αὐτῆς τῶν ζητουμένων. σκεπτέον δὲ περὶ
αὐτῆς οὐ μόνον ἐκ τοῦ συμπεράσματος καὶ ἐξ ὧν ὁ λόγος,
2 ἀλλὰ καὶ ἐκ τῶν λεγομένων περὶ αὐτῆς. τῷ μὲν γὰρ
ἀληθεῖ πάντα συνᾴδει τὰ ὑπάρχοντα, τῷ δὲ ψευδεῖ
ταχὺ διαφωνεῖ [τἀληθές]. — νενεμημένων δὴ τῶν ἀγαθῶν
τριχῇ, καὶ τῶν μὲν ἐκτὸς λεγομένων τῶν δὲ περὶ ψυ-
χὴν καὶ σῶμα, τὰ περὶ ψυχὴν κυριώτατα λέγομεν καὶ
μάλιστα ἀγαθά. τὰς δὲ πράξεις καὶ τὰς ἐνεργείας τὰς ψυχι-
κὰς περὶ ψυχὴν τίθεμεν. ὥστε καλῶς ἂν λέγοιτο κατά
γε ταύτην τὴν δόξαν παλαιὰν οὖσαν καὶ ὁμολογουμένην ὑπὸ
3 τῶν φιλοσοφούντων. ὀρθῶς δὲ καὶ ὅτι πράξεις τινὲς λέγον-
ται καὶ ἐνέργειαι τὸ τέλος· οὕτω γὰρ τῶν περὶ ψυχὴν ἀγα-
4 θῶν γίνεται, καὶ οὐ τῶν ἐκτός. συνᾴδει δὲ τῷ λόγῳ καὶ τὸ
εὖ ζῆν καὶ τὸ εὖ πράττειν τὸν εὐδαίμονα· σχεδὸν γὰρ εὐζωία
5 τις εἴρηται καὶ εὐπραξία. — φαίνεται δὲ καὶ τὰ ἐπιζητούμενα 9
6 τὰ περὶ τὴν εὐδαιμονίαν ἅπανθ' ὑπάρχειν τῷ λεχθέντι. τοῖς μὲν
γὰρ ἀρετή, τοῖς δὲ φρόνησις, ἄλλοις δὲ σοφία τις εἶναι δο-
κεῖ· τοῖς δὲ ταῦτα ἢ τούτων τι μεθ' ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς·
7 ἕτεροι δὲ καὶ τὴν ἐκτὸς εὐετηρίαν συμπαραλαμβάνουσι. τού-
των δὲ τὰ μὲν πολλοὶ καὶ παλαιοὶ λέγουσιν, τὰ δὲ ὀλίγοι
καὶ ἔνδοξοι ἄνδρες· οὐδετέρους δὲ τούτων εὔλογον διαμαρτάνειν
8 τοῖς ὅλοις, ἀλλ' ἕν γέ τι ἢ καὶ τὰ πλεῖστα κατορθοῦν. τοῖς

7. γὰρ K^b Γ: οὖν ‖ ἢ] τὸ ἢ τὸ M^b ‖ ἐμφανῆ M^b ‖ 8. δὲ K^b: δὴ $M^b O^b$, δὴ καὶ L^b ‖ 9. ἐκ τοῦ] ἑκάστου K^b ‖ 10. αὐτοῦ Eustr. ‖ 11. συνδεῖ pr. K^b ‖ 12. τἀληθές secl. Rassow ‖ 14. σώματα· περὶ ψυχὴν τὰ κυριώτατα K^b ‖ 15. τὰς ψυχικὰς ἐνεργείας περὶ K^b ‖ 17. ὑπὸ — 18. καὶ om. K^b ‖ 23. τὰ add. K^b ‖ 26. εὐημερίαν Coraes ‖ 28. δὴ K^b ‖ 29. ἕν γε τὴν τὰ pr. K^b, ἕν γε τί τὰ corr.[2], ἐπί τι καὶ τὰ $M^b O^b$, ἐπί τι ἢ καὶ τὰ L^b.

(VIII)

μὲν οὖν λέγουσι τὴν ἀρετὴν ἢ ἀρετήν τινα συνῳδός ἐστιν
ὁ λόγος· ταύτης γάρ ἐστιν ἡ κατ' αὐτὴν ἐνέργεια. διαφέρει 9
δὲ ἴσως οὐ μικρὸν ἐν κτήσει ἢ χρήσει τὸ ἄριστον ὑπολαμβά-
νειν, καὶ ἐν ἕξει ἢ ἐνεργείᾳ. τὴν μὲν γὰρ ἕξιν ἐνδέχεται
1099a μηδὲν ἀγαθὸν ἀποτελεῖν ὑπάρχουσαν, οἷον τῷ καθεύδοντι ἢ
καὶ ἄλλως πως ἐξηργηκότι, τὴν δ' ἐνέργειαν οὐχ οἷόν τε·
πράξει γὰρ ἐξ ἀνάγκης, καὶ εὖ πράξει. ὥσπερ δ' Ὀλυμ-
πίασιν οὐχ οἱ κάλλιστοι καὶ ἰσχυρότατοι στεφανοῦνται ἀλλ'
οἱ ἀγωνιζόμενοι (τούτων γάρ τινες νικῶσιν), οὕτω καὶ τῶν ἐν
τῷ βίῳ καλῶν καὶ ἀγαθῶν οἱ πράττοντες ὀρθῶς ἐπήβολοι
γίγνονται. ἔστιν δὲ καὶ ὁ βίος αὐτῶν καθ' αὑτὸν ἡδύς. τὸ 10
μὲν γὰρ ἥδεσθαι τῶν ψυχικῶν, ἑκάστῳ δ' ἐστὶν ἡδὺ πρὸς ὃ
λέγεται φιλοτοιοῦτος, οἷον ἵππος μὲν τῷ φιλίππῳ, θέαμα
δὲ τῷ φιλοθεώρῳ· τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ δίκαια τῷ
φιλοδικαίῳ καὶ ὅλως τὰ κατ' ἀρετὴν τῷ φιλαρέτῳ. τοῖς 11
μὲν οὖν πολλοῖς τὰ ἡδέα μάχεται διὰ τὸ μὴ φύσει τοιαῦτ'
εἶναι, τοῖς δὲ φιλοκάλοις ἐστὶν ἡδέα τὰ φύσει ἡδέα. τοιαῦται
δ' αἱ κατ' ἀρετὴν πράξεις, ὥστε καὶ τούτοις εἰσὶν ἡδεῖαι καὶ
καθ' αὑτάς. οὐδὲν δὴ προσδεῖται τῆς ἡδονῆς ὁ βίος αὐτῶν 12
ὥσπερ περιάπτου τινός, ἀλλ' ἔχει τὴν ἡδονὴν ἐν ἑαυτῷ.
πρὸς τοῖς εἰρημένοις γὰρ οὐδ' ἔστιν ἀγαθὸς ὁ μὴ χαίρων ταῖς
καλαῖς πράξεσιν· οὔτε γὰρ δίκαιον οὐθεὶς ἂν εἴποι τὸν μὴ
χαίροντα τῷ δικαιοπραγεῖν, οὔτ' ἐλευθέριον τὸν μὴ χαίροντα
ταῖς ἐλευθερίοις πράξεσιν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
εἰ δ' οὕτως, καθ' αὑτὰς ἂν εἶεν αἱ κατ' ἀρετὴν πράξεις ἡδεῖαι. 13
ἀλλὰ μὴν καὶ ἀγαθαί γε καὶ καλαί, καὶ μάλιστα τούτων

30. τὴν] τὴν πᾶσαν L^b^O^b^, πᾶσαν τὴν M^b^ ‖ σύνορός K^b^, σύμφωνος L^b^ ‖ 1099a, 10. φιλοθεωρῶι K^b^, φιλοθεάμονι L^b^O^b^ ‖ τὸν — 11. φιλοδικαίῳ om. pr. K^b^ ‖ 12. μάχεται πρὸς ἄλληλα διὰ L^b^ ‖ 13. τοιαῦτα Sylburg, Bekker ‖ 14. δ' ἀεὶ αἱ K^b^M^b^ ‖ 22. μὴν καὶ ἀγαθαί γε καὶ καλαί O^b^: μήν γε ἀγαθαὶ καὶ καλαὶ M^b^, μὴν καὶ ἀγαθαί τε καὶ καλαὶ K^b^, μὴν καλαί γε καὶ ἀγαθαὶ L^b^.

(VIII)

ἕκαστον, εἴπερ καλῶς κρίνει περὶ αὐτῶν ὁ σπουδαῖος· κρίνει
14 δ' ὡς εἴπομεν. ἄριστον ἄρα καὶ κάλλιστον καὶ ἥδιστον ἡ εὐδαιμονία, καὶ οὐ διώρισται ταῦτα κατὰ τὸ Δηλιακὸν ἐπίγραμμα·

> κάλλιστον τὸ δικαιότατον, λῷστον δ' ὑγιαίνειν·
> ἥδιστον δὲ πέφυχ' οὗ τις ἐρᾷ τὸ τυχεῖν.

ἅπαντα γὰρ ὑπάρχει ταῦτα ταῖς ἀρίσταις ἐνεργείαις· ταύτας δέ, ἢ μίαν τούτων τὴν ἀρίστην, φαμὲν εἶναι τὴν εὐδαι-
15 μονίαν. φαίνεται δ' ὅμως καὶ τῶν ἐκτὸς ἀγαθῶν προσδεομένη, καθάπερ εἴπομεν· ἀδύνατον γὰρ ἢ οὐ ῥᾴδιον τὰ καλὰ πράττειν ἀχορήγητον ὄντα. πολλὰ μὲν γὰρ πράττεται, καθάπερ δι' ὀργάνων, διὰ φίλων καὶ πλούτου καὶ πολιτικῆς 1099b
16 δυνάμεως· ἐνίων δὲ τητώμενοι ῥυπαίνουσι τὸ μακάριον, οἷον εὐγενείας εὐτεκνίας κάλλους. οὐ πάνυ γὰρ εὐδαιμονικὸς ὁ τὴν ἰδέαν παναίσχης ἢ δυσγενὴς ἢ μονώτης καὶ ἄτεκνος, ἔτι δ' ἴσως ἧττον, εἴ τῳ πάγκακοι παῖδες εἶεν ἢ φίλοι,
17 ἢ ἀγαθοὶ ὄντες τεθνᾶσιν. καθάπερ οὖν εἴπομεν, ἔοικεν προσδεῖσθαι καὶ τῆς τοιαύτης εὐημερίας. ὅθεν εἰς ταὐτὸ τάττουσιν ἔνιοι τὴν εὐτυχίαν τῇ εὐδαιμονίᾳ, [ἕτεροι δὲ τὴν ἀρετήν].

IX ὅθεν καὶ ἀπορεῖται πότερόν ἐστι μαθητὸν ἢ ἐθιστὸν ἢ καὶ ἄλλως πως ἀσκητόν, ἢ κατά τινα θείαν μοῖραν ἢ καὶ διὰ τύχην
2 παραγίνεται. εἰ μὲν οὖν καὶ ἄλλο τί ἐστιν θεῶν δώρημα ἀνθρώποις, εὔλογον καὶ τὴν εὐδαιμονίαν θεόσδοτον εἶναι, καὶ

28. *πάντων δ' ἥδιστον οὗ τις ἐρᾶται* (vel *ἐρᾷ τὸ*) *τυχεῖν* E. E. 1214a, 6 ‖ *πέφυχ'* om. $L^b O^b$ ‖ *ἔραται* (vel *ἐρᾶται*) *τυχεῖν* M^b, *ἐρᾶι τυχεῖν* $L^b O^b$ ‖ 1099b, 1. *καὶ διὰ* $K^b M^b$, *τῶν* L^b ‖ 2. *δὲ τηττώμενοι* pr. K^b ‖ 3. *οὐ πάνυ*] *οὐδαμῶς* K^b ‖ 5. *ἢ* etiam in K^b, nisi falsus est Schoell ‖ 8. *ἕτεροι*] *ἔνιοι* $L^b M^b O^b$ ‖ *ἕτεροι — ἀρετὴν* secl. Gifanius ‖ *ἀρετήν*] *ἀρχήν* Rassow ‖ 9. *καὶ* ante *ἄλλως* add. $K^b M^b$.

(IX)

μάλιστα τῶν ἀνθρωπίνων ὅσῳ βέλτιστον· ἀλλὰ τοῦτο μὲν 3
ἴσως ἄλλης ἂν εἴη σκέψεως οἰκειότερον, φαίνεται δὲ κἂν εἰ μὴ θεόπεμπτός ἐστιν ἀλλὰ δι' ἀρετὴν καί τινα μάθησιν ἢ ἄσκησιν παραγίνεται, τῶν θειοτάτων εἶναι. τὸ γὰρ τῆς ἀρετῆς ἆθλον καὶ τέλος ἄριστον εἶναι φαίνεται καὶ θεῖόν τι καὶ μακάριον. εἴη δ' ἂν καὶ πολύκοινον, δυνατὸν γὰρ ὑπάρξαι 4
πᾶσι τοῖς μὴ πεπηρωμένοις πρὸς ἀρετὴν διά τινος μαθήσεως καὶ ἐπιμελείας. εἰ δ' ἐστὶν οὕτω βέλτιον ἢ διὰ τύχην εὐδαι- 5
μονεῖν, εὔλογον ἔχειν οὕτως, εἴπερ τὰ κατὰ φύσιν, ὡς οἷόν τε κάλλιστα ἔχειν, οὕτως πέφυκεν, ὁμοίως δὲ καὶ τὰ κατὰ 6
τέχνην καὶ πᾶσαν αἰτίαν, καὶ μάλιστα κατὰ τὴν ἀρίστην. τὸ δὲ μέγιστον καὶ κάλλιστον ἐπιτρέψαι τύχῃ λίαν πλημμελὲς ἂν εἴη. συμφανὲς δ' ἐστὶ καὶ ἐκ τοῦ λόγου τὸ ζητού- 7
μενον· εἴρηται γὰρ ψυχῆς ἐνέργεια κατ' ἀρετὴν ποιά τις. τῶν δὲ λοιπῶν ἀγαθῶν τὰ μὲν ὑπάρχειν ἀναγκαῖον, τὰ δὲ συνεργὰ καὶ χρήσιμα πέφυκεν ὀργανικῶς. ὁμολογούμενα 8
δὲ ταῦτ' ἂν εἴη καὶ τοῖς ἐν ἀρχῇ· τὸ γὰρ τῆς πολιτικῆς τέλος ἄριστον ἐτίθεμεν, αὕτη δὲ πλείστην ἐπιμέλειαν ποιεῖται τοῦ ποιούς τινας καὶ ἀγαθοὺς τοὺς πολίτας ποιῆσαι καὶ πρακτικοὺς τῶν καλῶν. εἰκότως οὖν οὔτε βοῦν οὔτε ἵππον οὔτε ἄλλο 9
τῶν ζῴων οὐδὲν εὔδαιμον λέγομεν· οὐδὲν γὰρ αὐτῶν οἷόν τε κοινωνῆσαι τοιαύτης ἐνεργείας. διὰ ταύτην δὲ τὴν αἰτίαν 10
οὐδὲ παῖς εὐδαίμων ἐστίν· οὔπω γὰρ πρακτικὸς τῶν τοιούτων διὰ τὴν ἡλικίαν· οἱ δὲ λεγόμενοι, διὰ τὴν ἐλπίδα μακαρίζονται. δεῖ γάρ, ὥσπερ εἴπομεν, καὶ ἀρετῆς τελείας καὶ βίου τελείου. πολλαὶ γὰρ μεταβολαὶ γίνονται καὶ παντοῖαι 11
τύχαι κατὰ τὸν βίον, καὶ ἐνδέχεται τὸν μάλιστ' εὐθηνοῦντα μεγάλαις συμφοραῖς περιπεσεῖν ἐπὶ γήρως, καθάπερ ἐν τοῖς

14. κἂν εἰ] εἰ καὶ L^b, κἂν O^b ‖ 17. εἶναι om. L^bO^b ‖ 20. ἢ τὸ διὰ K^bM^b ‖ 21. οἴονται K^b ‖ 23. κατὰ] τὰ κατὰ Burnet ‖ 25. δέ τι K^b, δ' ἂν εἴη L^b ‖ 32. ἄλλο τι τῶν M^bO^b ‖ 1100a, 6. εὐσθενοῦντα K^b.

(IX)
ἡρωϊκοῖς περὶ Πριάμου μυθεύεται· τὸν δὲ τοιαύταις χρησά-
μενον τύχαις καὶ τελευτήσαντα ἀθλίως, οὐδεὶς εὐδαιμονίζει.

X πότερον οὖν οὐδ᾽ ἄλλον οὐδένα ἀνθρώπων εὐδαιμονιστέον 11
2 ἕως ἂν ζῇ, κατὰ Σόλωνα δὲ χρεὼν τέλος ὁρᾶν; εἰ δὲ δὴ καὶ
θετέον οὕτως, ἆρά γε καὶ ἔστιν εὐδαίμων τότε ἐπειδὰν ἀπο-
θάνῃ; ἢ τοῦτό γε παντελῶς ἄτοπον, ἄλλως τε καὶ τοῖς λέ-
γουσιν ἡμῖν ἐνέργειάν τινα τὴν εὐδαιμονίαν; εἰ δὲ μὴ λέγο-
3 μεν τὸν τεθνεῶτα εὐδαίμονα, μηδὲ Σόλων τοῦτο βούλεται,
ἀλλ᾽ ὅτι τηνικαῦτα ἄν τις ἀσφαλῶς μακαρίσειεν ἄνθρωπον
ὡς ἐκτὸς ἤδη τῶν κακῶν ὄντα καὶ τῶν δυστυχημάτων, ἔχει
μὲν καὶ τοῦτ᾽ ἀμφισβήτησίν τινα· δοκεῖ γὰρ εἶναί τι τῷ
τεθνεῶτι καὶ κακὸν καὶ ἀγαθόν, εἴπερ καὶ τῷ ζῶντι, μὴ
αἰσθανομένῳ δέ, οἷον τιμαὶ καὶ ἀτιμίαι καὶ τέκνων καὶ
4 ὅλως ἀπογόνων εὐπραξίαι τε καὶ δυστυχίαι· ἀπορίαν δὲ
καὶ ταῦτα παρέχει. τῷ γὰρ μακαρίως βεβιωκότι μέχρι
γήρως καὶ τελευτήσαντι κατὰ λόγον, ἐνδέχεται πολλὰς μετα-
βολὰς συμβαίνειν περὶ τοὺς ἐκγόνους, καὶ τοὺς μὲν αὐτῶν
ἀγαθοὺς εἶναι καὶ τυχεῖν βίου τοῦ κατ᾽ ἀξίαν, τοὺς δ᾽ ἐξ ἐναν-
τίας, δῆλον δ᾽ ὅτι καὶ τοῖς ἀποστήμασι πρὸς τοὺς γονεῖς
παντοδαπῶς ἔχειν αὐτοὺς ἐνδέχεται· ἄτοπον δὴ γίνοιτ᾽ ἄν,
εἰ συμμεταβάλλοι καὶ ὁ τεθνεὼς καὶ γίνοιτο ὁτὲ μὲν εὐδαί-
5 μων πάλιν δ᾽ ἄθλιος, ἄτοπον δὲ καὶ τὸ μηδὲν μηδ᾽ ἐπί
τινα χρόνον συνικνεῖσθαι τὰ τῶν ἐκγόνων τοῖς γονεῦσιν.
6 ἀλλ᾽ ἐπανιτέον ἐπὶ τὸ πρότερον ἀπορηθέν· τάχα γὰρ ἂν
7 θεωρηθείη καὶ τὸ νῦν ἐπιζητούμενον ἐξ ἐκείνου. εἰ δὴ τὸ τέλος
ὁρᾶν δεῖ, καὶ τότε μακαρίζειν ἕκαστον οὐχ ὡς ὄντα μακά-
ριον ἀλλ᾽ ὅτι πρότερον ἦν, πῶς οὐκ ἄτοπον, εἰ ὅτ᾽ ἔστιν εὐδαί-

8. *τρωϊκοῖς* $K^b M^b$ ‖ 15. *μηδὲ γὰρ Σόλων* M^b ‖ 17. *τῶν* post *καὶ* om. $L^b O^b$ ‖ 18. *τι* om. K^b ‖ 21. *δὴ* Susemihl, *γὰρ* M^b ‖ 26. *δ᾽*] *γὰρ* vel *θ᾽* mavult Susemihl ‖ 28. *συμμεταβάλοι* $K^b O^b$ ‖ 32. *τὸ* post *δὴ* add. K^b.

(X)

μων, μὴ ἀληθεύσεται κατ' αὐτοῦ τὸ ὑπάρχον, διὰ τὸ μὴ
1100b βούλεσθαι τοὺς ζῶντας εὐδαιμονίζειν διὰ τὰς μεταβολὰς
καὶ διὰ τὸ μόνιμόν τι τὴν εὐδαιμονίαν ὑπειληφέναι καὶ
μηδαμῶς εὐμετάβολον, τὰς δὲ τύχας πολλάκις ἀνακυκλεῖ-
σθαι περὶ τοὺς αὐτούς· δῆλον γὰρ ὡς εἰ συνακολουθοίημεν 8
ταῖς τύχαις, τὸν αὐτὸν εὐδαίμονα καὶ πάλιν ἄθλιον ἐροῦμεν
πολλάκις, χαμαιλέοντά τινα τὸν εὐδαίμονα ἀποφαίνοντες
καὶ σαθρῶς ἱδρυμένον. ἢ τὸ μὲν ταῖς τύχαις ἐπακολουθεῖν 9
οὐδαμῶς ὀρθόν; οὐ γὰρ ἐν ταύταις τὸ εὖ ἢ κακῶς, ἀλλὰ
προσδεῖται τούτων ὁ ἀνθρώπινος βίος, καθάπερ εἴπομεν, κύ-
ριαι δέ εἰσιν αἱ κατ' ἀρετὴν ἐνέργειαι τῆς εὐδαιμονίας, αἱ
δ' ἐναντίαι τοῦ ἐναντίου. μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τὸ νῦν 10
διαπορηθέν. περὶ οὐδὲν γὰρ οὕτως ὑπάρχει τῶν ἀνθρωπίνων
ἔργων βεβαιότης ὡς περὶ τὰς ἐνεργείας τὰς κατ' ἀρετήν·
μονιμώτεραι γὰρ καὶ τῶν ἐπιστημῶν αὗται δοκοῦσιν εἶναι.
τούτων δ' αὐτῶν αἱ τιμιώταται μονιμώταται, διὰ τὸ μάλι-
στα καὶ συνεχέστατα καταζῆν ἐν αὐταῖς τοὺς μακαρίους·
τοῦτο γὰρ ἔοικεν αἰτίῳ τοῦ μὴ γίνεσθαι περὶ αὐτὰ λήθην.
ὑπάρξει δὴ τὸ ζητούμενον τῷ εὐδαίμονι, καὶ ἔσται διὰ βίου 11
τοιοῦτος· ἀεὶ γὰρ ἢ μάλιστα πάντων πράξει καὶ θεωρήσει
τὰ κατ' ἀρετήν, καὶ τὰς τύχας οἴσει κάλλιστα, καὶ πάντῃ
πάντως ἐμμελῶς ὅ γ' ʽὡς ἀληθῶς ἀγαθὸς' καὶ ʽτετράγωνος
ἄνευ ψόγου.' πολλῶν δὲ γινομένων κατὰ τύχην καὶ διαφε- 12
ρόντων μεγέθει καὶ μικρότητι, τὰ μὲν μικρὰ τῶν εὐτυχη-
μάτων, ὁμοίως δὲ καὶ τῶν ἀντικειμένων, δῆλον ὡς οὐ ποιεῖ
ῥοπὴν τῆς ζωῆς, τὰ δὲ μεγάλα καὶ πολλά, γινόμενα μὲν
εὖ μακαριώτερον τὸν βίον ποιήσει (καὶ γὰρ αὐτὰ συνεπι-
κοσμεῖν πέφυκε, καὶ ἡ χρῆσις αὐτῶν καλὴ καὶ σπουδαία
γίνεται), ἀνάπαλιν δὲ συμβαίνοντα θλίβει καὶ λυμαίνεται

1100b, 5. *πάλιν* om. M[b] ‖ 9. *εἴπαμεν* K[b] ‖ 12. *ὑπάρχει* post 13. *ἔργων* K[b] ‖ 15. *τιμιώταται* om. pr. K[b] ‖ *μονιμώτεραι* K[b] L[b] M[b] ‖ 16. *ταύταις* K[b] ‖ 17. *αὐτὰς* M[b] ‖ 27. *σπουδαία*] *βεβαία* K[b].

(X)
τὸ μακάριον, λύπας τε γὰρ ἐπιφέρει καὶ ἐμποδίζει πολ-
λαῖς ἐνεργείαις· ὅμως δὲ καὶ ἐν τούτοις διαλάμπει τὸ κα-
λόν, ἐπειδὰν φέρῃ τις εὐκόλως πολλὰς καὶ μεγάλας ἀτυ-
χίας, μὴ δι' ἀναλγησίαν, ἀλλὰ γεννάδας ὢν καὶ μεγαλό-
13 ψυχος. εἰ δ' εἰσὶν αἱ ἐνέργειαι κύριαι τῆς ζωῆς, καθάπερ
εἴπομεν, οὐδεὶς ἂν γένοιτο τῶν μακαρίων ἄθλιος· οὐδέποτε
γὰρ πράξει τὰ μισητὰ καὶ φαῦλα. τὸν γὰρ ὡς ἀληθῶς
ἀγαθὸν καὶ ἔμφρονα πάσας οἰόμεθα τὰς τύχας εὐσχημό- 1101a
νως φέρειν καὶ ἐκ τῶν ὑπαρχόντων ἀεὶ τὰ κάλλιστα πράτ-
τειν, καθάπερ καὶ στρατηγὸν ἀγαθὸν τῷ παρόντι στρατοπέδῳ
χρῆσθαι πολεμικώτατα, καὶ σκυτοτόμον ἐκ τῶν δοθέντων
σκυτῶν κάλλιστον ὑπόδημα ποιεῖν, τὸν αὐτὸν δὲ τρόπον
14 καὶ τοὺς ἄλλους τεχνίτας ἅπαντας. εἰ δ' οὕτως, ἄθλιος μὲν
οὐδέποτε γένοιτ' ἂν ὁ εὐδαίμων, οὐ μὴν μακάριός γε, ἂν
Πριαμικαῖς τύχαις περιπέσῃ. οὐδὲ δὴ ποικίλος γε καὶ
εὐμετάβολος· οὔτε γὰρ ἐκ τῆς εὐδαιμονίας κινηθήσεται ῥᾳ-
δίως, οὐδ' ὑπὸ τῶν τυχόντων ἀτυχημάτων ἀλλ' ὑπὸ μεγά-
λων καὶ πολλῶν, ἔκ τε τῶν τοιούτων οὐκ ἂν γένοιτο πάλιν
εὐδαίμων ἐν ὀλίγῳ χρόνῳ, ἀλλ' εἴπερ, ἐν πολλῷ τινι καὶ
τελείῳ, μεγάλων καὶ καλῶν ἐν αὐτῷ γενόμενος ἐπήβολος.
15 τί οὖν κωλύει λέγειν εὐδαίμονα τὸν κατ' ἀρετὴν τελείαν
ἐνεργοῦντα καὶ τοῖς ἐκτὸς ἀγαθοῖς ἱκανῶς κεχορηγημένον,
μὴ τὸν τυχόντα χρόνον ἀλλὰ τέλειον βίον; ἢ προσθετέον

33. *αἱ* om. K^b ‖ 35. *καὶ τὰ φαῦλα* $K^b M^b$ ‖ 1101a, 8. *γε*] *τε* K^b, om. $L^b O^b$ ‖ 10. *οὔτε* K^b, *οὐθ'* $L^b O^b$ ‖ 12. *τινι*] *τινὶ καὶ μεγάλῳ* L^b ‖ 13. *τελείῳ*] *ὀλίγωι* K^b ‖ 16. *μὴ—βίον* post 17. *οὕτως* traicere vult Eucken ‖ *ἢ* om. pr. K^b ‖ *ἢ* — 19. *πάντως* ut ab antecedentibus abhorrentia in dubium vocat Rassow, quamquam signo interrogandi post *πάντως* posito difficultatem quodammodo tolli suspicatur.

(X)

καὶ βιωσόμενον οὕτως καὶ τελευτήσοντα κατὰ λόγον, ἐπειδὴ
τὸ μέλλον ἀφανὲς ἡμῖν, τὴν εὐδαιμονίαν δὲ τέλος καὶ τέλειον τί-
θεμεν πάντῃ πάντως; εἰ δ' οὕτως, μακαρίους ἐροῦμεν τῶν ζώντων 16
οἷς ὑπάρχει καὶ ὑπάρξει τὰ λεχθέντα, μακαρίους δ' ἀνθρώπους.
καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον διωρίσθω, τὰς δὲ XI
τῶν ἀπογόνων τύχας καὶ τῶν φίλων ἁπάντων τὸ μὲν
μηδοτιοῦν συμβάλλεσθαι, λίαν ἄφιλον φαίνεται καὶ ταῖς
δόξαις ἐναντίον· πολλῶν δὲ καὶ παντοίας ἐχόντων δια- 2
φορὰς τῶν συμβαινόντων, καὶ τῶν μὲν μᾶλλον συνικνουμέ-
νων τῶν δ' ἧττον, καθ' ἕκαστον μὲν διαιρεῖν μακρὸν καὶ
ἀπέραντον φαίνεται, καθόλου δὲ λεχθὲν καὶ τύπῳ τάχ' ἂν
ἱκανῶς ἔχοι. εἰ δή, καθάπερ καὶ τῶν περὶ αὑτὸν ἀτυχη- 3
μάτων τὰ μὲν ἔχει τι βρῖθος καὶ ῥοπὴν πρὸς τὸν βίον τὰ
δ' ἐλαφροτέροις ἔοικεν, οὕτω καὶ τὰ περὶ τοὺς φίλους ὁμοίως
ἅπαντας, διαφέρει δὲ τῶν παθῶν ἕκαστον περὶ ζῶντας ἢ 4
τελευτήσαντας συμβαίνειν (πολὺ μᾶλλον ἢ τὰ παράνομα
καὶ δεινὰ προϋπάρχειν ἐν ταῖς τραγῳδίαις ἢ πράττεσθαι),
συλλογιστέον δὴ καὶ ταύτην τὴν διαφοράν, μᾶλλον δ' ἴσως 5
τὸ διαπορεῖσθαι περὶ τοὺς κεκμηκότας εἴ τινος ἀγαθοῦ κοι-
1101b νωνοῦσιν ἢ τῶν ἀντικειμένων· ἔοικε γὰρ ἐκ τούτων, εἰ καὶ διικνεῖ-
ται πρὸς αὐτοὺς ὁτιοῦν, εἴτ' ἀγαθὸν εἴτε τοὐναντίον, ἀφαυρόν
τι καὶ μικρὸν ἢ ἁπλῶς ἢ ἐκείνοις εἶναι, εἰ δὲ μή, τοσοῦτόν
γε καὶ τοιοῦτον ὥστε μὴ ποιεῖν εὐδαίμονας τοὺς μὴ ὄντας
μηδὲ τοὺς ὄντας ἀφαιρεῖσθαι τὸ μακάριον. συμβάλλεσθαι 6
μὲν οὖν τι φαίνονται τοῖς κεκμηκόσιν αἱ εὐπραξίαι τῶν φί-

18. *ἡμῖν ἐστιν, τὴν* K^b ‖ 22. *μὲν* om. L^{b}O^b ‖ 26. *ἕκαστα* L^{b}M^b ‖ 34. *ταύτην* K^{b}M^b: *ταύτῃ* L^{b}O^b ‖ 35. *τόδε δεῖ διαπορεῖσθαι* Lambinus, *τόδε δεῖ ἀπορεῖσθαι* Rassow, *τῷ διαπορεῖσθαι* codices Lambini, *ἢ διαπορεῖσθαι* vel *ἢ δεῖ ἀπορεῖσθαι* Eucken ‖ 1101b, 1. *γὰρ*] *οὖν* L^b ‖ 2. *φλαῦρόν* K^b ‖ 5. *συμβάλλεσθαι* — 9. *μηδέν* secludenda esse coni. Victorius ‖ 6. *τῶν* — 7. *δυσπραξίαι* om. K^b.

(XI)
λων, ὁμοίως δὲ καὶ αἱ δυσπραξίαι, τοιαῦτα δὲ καὶ τηλι-
καῦτα ὥστε μήτε τοὺς εὐδαίμονας μὴ εὐδαίμονας ποιεῖν μήτ'
ἄλλο τῶν τοιούτων μηδέν.

XII διωρισμένων δὲ τούτων ἐπισκεψώμεθα περὶ τῆς εὐδαι- 12
μονίας πότερα τῶν ἐπαινετῶν ἐστιν ἢ μᾶλλον τῶν τιμίων·
2 δῆλον γὰρ ὅτι τῶν γε δυνάμεων οὐκ ἔστιν. φαίνεται δὴ πᾶν
τὸ ἐπαινετὸν τῷ ποιόν τι εἶναι καὶ πρός τί πως ἔχειν ἐπαι-
νεῖσθαι· τὸν γὰρ δίκαιον καὶ τὸν ἀνδρεῖον καὶ ὅλως τὸν
ἀγαθὸν καὶ τὴν ἀρετὴν ἐπαινοῦμεν διὰ τὰς πράξεις καὶ τὰ
ἔργα, καὶ τὸν ἰσχυρὸν δὲ καὶ τὸν δρομικὸν καὶ τῶν ἄλλων
ἕκαστον τῷ ποιόν τινα πεφυκέναι καὶ ἔχειν πως πρὸς ἀγα-
3 θόν τι καὶ σπουδαῖον. δῆλον δὲ τοῦτο καὶ ἐκ τῶν περὶ τοὺς
θεοὺς ἐπαίνων· γελοῖοι γὰρ φαίνονται, πρὸς ἡμᾶς ἀναφερό-
μενοι, τοῦτο δὲ συμβαίνει διὰ τὸ γίνεσθαι τοὺς ἐπαίνους δι'
4 ἀναφορᾶς, ὥσπερ εἴπομεν. εἰ δ' ἐστὶν ὁ ἔπαινος τῶν τοιού-
των, δῆλον ὅτι τῶν ἀρίστων οὐκ ἔστιν ἔπαινος, ἀλλὰ μεῖζόν
τι καὶ βέλτιον, καθάπερ καὶ φαίνεται· τούς τε γὰρ θεοὺς
μακαρίζομεν καὶ εὐδαιμονίζομεν καὶ τῶν ἀνδρῶν τοὺς θειο-
τάτους μακαρίζομεν. ὁμοίως δὲ καὶ τῶν ἀγαθῶν· οὐδεὶς
γὰρ τὴν εὐδαιμονίαν ἐπαινεῖ καθάπερ τὸ δίκαιον, ἀλλ' ὡς
5 θειότερόν τι καὶ βέλτιον μακαρίζει. δοκεῖ δὲ καὶ Εὔδοξος
καλῶς συνηγορῆσαι περὶ τῶν ἀριστείων τῇ ἡδονῇ· τὸ γὰρ μὴ
ἐπαινεῖσθαι τῶν ἀγαθῶν οὖσαν μηνύειν ᾤετο ὅτι κρεῖττόν ἐστι
τῶν ἐπαινετῶν, τοιοῦτον δ' εἶναι τὸν θεὸν καὶ τἀγαθόν·
6 πρὸς ταῦτα γὰρ καὶ τὰ ἄλλα ἀναφέρεσθαι. ὁ μὲν γὰρ ἔπαινος
τῆς ἀρετῆς (πρακτικοὶ γὰρ τῶν καλῶν ἀπὸ ταύτης), τὰ δ'
ἐγκώμια τῶν ἔργων ὁμοίως καὶ τῶν σωματικῶν καὶ τῶν
7 ψυχικῶν. ἀλλὰ ταῦτα μὲν ἴσως οἰκειότερον ἐξακριβοῦν

15. *ἀγαθόν τε καὶ* Kᵇ ‖ *τὰ ἔργα καὶ τὰς πράξεις* LᵇMᵇOᵇ ‖ 16. *δὲ* add. Kᵇ ‖ 21. *εἴπαμεν* Kᵇ ‖ 22. *ἔπαινος τῶν τοιούτων* Kᵇ ‖ 25. *μακαρίζομεν* secludendum suspicatur Susemihl ‖ 26. *τὸ* om. pr. Kᵇ ‖ 29. *κρείττων* KᵇMᵇ.

(XII)

τοῖς περὶ τὰ ἐγκώμια πεπονημένοις, ἡμῖν δὲ δῆλον ἐκ τῶν
1102a εἰρημένων ὅτι ἐστὶν ἡ εὐδαιμονία τῶν τιμίων καὶ τελείων.
ἔοικεν δ' οὕτως ἔχειν καὶ διὰ τὸ εἶναι ἀρχή· ταύτης γὰρ 8
χάριν τὰ λοιπὰ πάντα πάντες πράττομεν, τὴν ἀρχὴν δὲ
καὶ τὸ αἴτιον τῶν ἀγαθῶν τίμιόν τι καὶ θεῖον τίθεμεν.

13 ἐπεὶ δ' ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργειά τις κατ' XIII
ἀρετὴν τελείαν, περὶ ἀρετῆς ἐπισκεπτέον, τάχα γὰρ οὕτως
ἂν βέλτιον καὶ περὶ τῆς εὐδαιμονίας θεωρήσαιμεν. δοκεῖ δὲ 2
καὶ ὁ κατ' ἀλήθειαν πολιτικὸς περὶ ταύτην μάλιστα πεπο-
νῆσθαι· βούλεται γὰρ τοὺς πολίτας ἀγαθοὺς ποιεῖν καὶ τῶν
νόμων ὑπηκόους (παράδειγμα δὲ τούτων ἔχομεν τοὺς Κρητῶν 3
καὶ Λακεδαιμονίων νομοθέτας, καὶ εἴ τινες ἕτεροι τοιοῦτοι
γεγένηνται)· εἰ δὲ τῆς πολιτικῆς ἐστιν ἡ σκέψις αὕτη, δῆλον 4
ὅτι γίνοιτ' ἂν ἡ ζήτησις κατὰ τὴν ἐξ ἀρχῆς προαίρεσιν. περὶ 5
ἀρετῆς δὲ ἐπισκεπτέον ἀνθρωπίνης δῆλον ὅτι· καὶ γὰρ τἀγα-
θὸν ἀνθρώπινον ἐζητοῦμεν καὶ τὴν εὐδαιμονίαν ἀνθρωπίνην.
ἀρετὴν δὲ λέγομεν ἀνθρωπίνην οὐ τὴν τοῦ σώματος ἀλλὰ τὴν 6
τῆς ψυχῆς· καὶ τὴν εὐδαιμονίαν δὲ ψυχῆς ἐνέργειαν λέ-
γομεν. εἰ δὲ ταῦθ' οὕτως ἔχει, δῆλον ὅτι δεῖ τὸν πολιτικὸν 7
εἰδέναι πως τὰ περὶ ψυχήν, ὥσπερ καὶ τὸν ὀφθαλμοὺς θε-
ραπεύσοντα καὶ πᾶν σῶμα, καὶ μᾶλλον ὅσῳ τιμιωτέρα
καὶ βελτίων ἡ πολιτικὴ τῆς ἰατρικῆς· τῶν δὲ ἰατρῶν οἱ χα-
ρίεντες πολλὰ πραγματεύονται περὶ τὴν τοῦ σώματος γνῶ-
σιν. θεωρητέον δὴ καὶ τῷ πολιτικῷ περὶ ψυχῆς, θεωρητέον 8

1102a, 2. *ἀρχήν* $M^b O^b$ ‖ 4. *τίθεμεν*] hunc legitimum primi libri finem esse suspicatur Susemihl ‖ 6. *ἐπισκεπτέον ἂν εἴη* K^b ‖ 8. *γε πονεῖσθαι* Coraes ‖ 9. *ἀγαθοὺς τοὺς πολίτας* K^b ‖ 13. *γένοιτ'* $L^b M^b O^b$ ‖ 16. *ἀλλὰ*] *ἀλλὰ καὶ* K^b ‖ 19. *ψυχῆς* $K^b O^b$ ‖ *θεραπεύοντα* K^b, *θεραπεύσαντα* L^b ‖ 21. *καὶ τῶν ἰατρῶν* M^b, *καὶ τῶν ἰατρῶν δ'* $L^b O^b$ ‖ *τῶν* — 22. *γνῶσιν* secludi vult Susemihl ‖ 23. *δὲ* $L^b M^b O^b$.

(XIII)
δὲ τούτων χάριν, καὶ ἐφ' ὅσον ἱκανῶς ἔχει πρὸς τὰ ζητού-
μενα· τὸ γὰρ ἐπὶ πλεῖον ἐξακριβοῦν ἐργωδέστερον ἴσως ἐστὶν
9 τῶν προκειμένων, λέγεται δὲ περὶ αὐτῆς καὶ ἐν τοῖς ἐξω-
τερικοῖς λόγοις ἀρκούντως ἔνια, καὶ χρηστέον αὐτοῖς. οἷον τὸ
10 μὲν ἄλογον αὐτῆς εἶναι, τὸ δὲ λόγον ἔχον. ταῦτα δὲ πό-
τερον διώρισται καθάπερ τὰ τοῦ σώματος μόρια καὶ πᾶν τὸ
μεριστόν, ἢ τῷ λόγῳ δύο ἐστίν, ἀχώριστα πεφυκότα, καθάπερ
ἐν τῇ περιφερείᾳ τὸ κυρτὸν καὶ τὸ κοῖλον, οὐθὲν διαφέρει
11 πρὸς τὸ παρόν. τοῦ ἀλόγου δὲ τὸ μὲν ἔοικε κοινῷ καὶ φυ-
τικῷ, λέγω δὲ τὸ αἴτιον τοῦ τρέφεσθαι καὶ αὔξεσθαι· τὴν
τοιαύτην γὰρ δύναμιν τῆς ψυχῆς ἐν ἅπασι τοῖς τρεφομέ-
νοις θείη τις ἂν καὶ ἐν τοῖς ἐμβρύοις, τὴν αὐτὴν δὲ ταύτην 1102b
12 καὶ ἐν τοῖς τελείοις· εὐλογώτερον γὰρ ἢ ἄλλην τινά. ταύ-
της μὲν οὖν κοινή τις ἀρετὴ καὶ οὐκ ἀνθρωπίνη φαίνεται· δο-
κεῖ γὰρ ἐν τοῖς ὕπνοις ἐνεργεῖν μάλιστα τὸ μόριον τοῦτο καὶ
ἡ δύναμις αὕτη, ὁ δὲ ἀγαθὸς καὶ κακὸς ἥκιστα διάδηλοι
καθ' ὕπνον, ὅθεν φασὶν οὐδὲν διαφέρειν τὸ ἥμισυ τοῦ βίου τοὺς
13 εὐδαίμονας τῶν ἀθλίων. συμβαίνει δὲ τοῦτ' εἰκότως· ἀργία
γάρ ἐστιν ὁ ὕπνος τῆς ψυχῆς ᾗ λέγεται σπουδαία καὶ φαύλη,
πλὴν εἴ πῃ κατὰ μικρὸν διικνοῦνταί τινες τῶν κινήσεων, καὶ
ταύτῃ βελτίω γίνεται τὰ φαντάσματα τῶν ἐπιεικῶν ἢ τῶν
14 τυχόντων. ἀλλὰ περὶ μὲν τούτων ἅλις, καὶ τὸ θρεπτικὸν
ἐατέον, ἐπειδὴ τῆς ἀνθρωπικῆς ἀρετῆς ἄμοιρον πέφυκεν·
15 ἔοικεν δὲ καὶ ἄλλη τις φύσις τῆς ψυχῆς ἄλογος εἶναι, με-
τέχουσα μέντοι πῃ λόγου. τοῦ γὰρ ἐγκρατοῦς καὶ ἀκρατοῦς τὸν

25. ἐξακριβοῦν ἐπὶ πλεῖον K^b ‖ 26. δὲ καὶ περὶ K^b ‖ 1102b, 3. ἀνθρωπικὴ $L^b M^b O^b$ ‖ 5. διαδηλοῖ coni. Zell ‖ 8. ἢ K^b ‖ 12. ἀλλότριον K^b ‖ 13. δὴ $M^b O^b$ ‖ τῆς om. $L^b O^b$ ‖ 14. μέν πῃ $L^b M^b O^b$ ‖ ἀκρατοῦς καὶ ἐγκρατοῦς $K^b M^b$.

(XIII)

λόγον καὶ τῆς ψυχῆς τὸ λόγον ἔχον ἐπαινοῦμεν. ὀρθῶς γὰρ
καὶ ἐπὶ τὰ βέλτιστα παρακαλεῖ· φαίνεται δ' ἐν αὐτοῖς
καὶ ἄλλο τι παρὰ τὸν λόγον πεφυκός, ὃ μάχεταί τε καὶ
ἀντιτείνει τῷ λόγῳ. ἀτεχνῶς γὰρ καθάπερ τὰ παραλελυ-
μένα τοῦ σώματος μόρια εἰς τὰ δεξιὰ προαιρουμένων κινῆσαι
τοὐναντίον εἰς τὰ ἀριστερὰ παραφέρεται, καὶ ἐπὶ τῆς ψυχῆς
οὕτως· ἐπὶ τἀναντία γὰρ αἱ ὁρμαὶ τῶν ἀκρατῶν. ἀλλ' ἐν 16
τοῖς σώμασι μὲν ὁρῶμεν τὸ παραφερόμενον, ἐπὶ δὲ τῆς ψυ-
χῆς οὐχ ὁρῶμεν, ἴσως δὲ οὐδὲν ἧττον καὶ ἐν τῇ ψυχῇ νομι-
στέον εἶναί τι παρὰ τὸν λόγον, ἐναντιούμενον τούτῳ καὶ ἀντι-
βαῖνον. πῶς δ' ἕτερον, οὐδὲν διαφέρει. λόγου δὲ καὶ τοῦτο 17
φαίνεται μετέχειν, ὥσπερ εἴπομεν· πειθαρχεῖ γοῦν τῷ λόγῳ
τὸ τοῦ ἐγκρατοῦς. ἔτι δ' ἴσως εὐηκοώτερόν ἐστι τὸ τοῦ σώφρο-
νος καὶ ἀνδρείου· πάντα γὰρ ὁμοφωνεῖ τῷ λόγῳ. φαίνεται δὴ 18
καὶ τὸ ἄλογον διττόν· τὸ μὲν γὰρ φυτικὸν οὐδαμῶς κοινω-
νεῖ λόγου, τὸ δ' ἐπιθυμητικὸν καὶ ὅλως ὀρεκτικὸν μετέχει
πως, ᾗ κατήκοόν ἐστιν αὐτοῦ καὶ πειθαρχικόν. οὕτω δὴ καὶ
τοῦ πατρὸς καὶ τῶν φίλων φαμὲν ἔχειν λόγον, καὶ οὐχ
ὥσπερ τῶν μαθηματικῶν. ὅτι δὲ πείθεταί πως ὑπὸ λόγου
τὸ ἄλογον, μηνύει καὶ ἡ νουθέτησις καὶ πᾶσα ἐπιτίμησίς τε
καὶ παράκλησις. εἰ δὲ χρὴ καὶ τοῦτο φάναι λόγον ἔχειν, 19
διττὸν ἔσται καὶ τὸ λόγον ἔχον, τὸ μὲν κυρίως καὶ ἐν αὑτῷ,
τὸ δ' ὥσπερ τοῦ πατρὸς ἀκουστικόν τι. διορίζεται δὲ καὶ ἡ 20
ἀρετὴ κατὰ τὴν διαφορὰν ταύτην· λέγομεν γὰρ αὐτῶν τὰς
μὲν διανοητικὰς τὰς δὲ ἠθικάς, σοφίαν μὲν καὶ σύνεσιν
καὶ φρόνησιν διανοητικάς, ἐλευθεριότητα δὲ καὶ σωφροσύνην

15. ὀρθὸς K^b ‖ 20. προφέρεται K^b, περιφέρεται M^b ‖ 22. σώμασι μὲν] σώμασιν K^b ‖ 27. τὸ ante τοῦ ἐγκρατοῦς om. pr. K^b ‖ 29. θυμικὸν pr. K^b, φυσικὸν L^b ‖ 31. οὕτω — 33. μαθηματικῶν secl Stahr ‖ 33. τὰ μαθηματικά M^b ‖ 34. πᾶσα ἡ ἐπιτίμησις K^b ‖ 1103a, 2. ἔσται] ἄρα $L^b O^b$, ἔσται ἄρα M^b ‖ καὶ ante τὸ secl. Coraes ‖ μὲν γὰρ κυρίως M^b ‖ 3. τι om. K^b.

(XIII) ἠθικάς. λέγοντες γὰρ περὶ τοῦ ἤθους οὐ λέγομεν ὅτι σοφὸς ἢ συνετὸς ἀλλ' ὅτι πρᾶος ἢ σώφρων, ἐπαινοῦμεν δὲ καὶ τὸν σοφὸν κατὰ τὴν ἕξιν· τῶν ἕξεων δὲ τὰς ἐπαινετὰς ἀρετὰς λέγομεν.

B.

B I διττῆς δὲ τῆς ἀρετῆς οὔσης, τῆς μὲν διανοητικῆς τῆς δὲ ἠθικῆς, ἡ μὲν διανοητικὴ τὸ πλεῖον ἐκ διδασκαλίας ἔχει καὶ τὴν γένεσιν καὶ τὴν αὔξησιν, διόπερ ἐμπειρίας δεῖται καὶ χρόνου, ἡ δὲ ἠθικὴ ἐξ ἔθους περιγίγνεται, ὅθεν καὶ τοὔνομα
2 ἔσχηκεν μικρὸν παρεκκλῖνον ἀπὸ τοῦ ἔθους. — ἐξ οὗ καὶ δῆλον ὅτι οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν ἐγγίγνεται· οὐθὲν γὰρ τῶν φύσει ὄντων ἄλλως ἐθίζεται, οἷον ὁ λίθος φύσει κάτω φερόμενος οὐκ ἂν ἐθισθείη ἄνω φέρεσθαι, οὐδ' ἂν μυριάκις ἐθίζῃ τις ἄνω ῥίπτων, οὐδὲ τὸ πῦρ κάτω, οὐδὲ
3 ἄλλο οὐδὲν τῶν ἄλλως πεφυκότων ἄλλως ἂν ἐθισθείη. οὔτ' ἄρα φύσει οὔτε παρὰ φύσιν ἐγγίγνονται αἱ ἀρεταί, ἀλλὰ πεφυκόσι μὲν ἡμῖν δέξασθαι αὐτάς, τελειουμένοις δὲ διὰ τοῦ
4 ἔθους. — ἔτι ὅσα μὲν φύσει ἡμῖν παραγίνεται, τὰς δυνάμεις τούτων πρότερον κομιζόμεθα, ὕστερον δὲ τὰς ἐνεργείας ἀποδίδομεν, ὅπερ ἐπὶ τῶν αἰσθήσεων δῆλον (οὐ γὰρ ἐκ τοῦ πολλάκις ἰδεῖν ἢ πολλάκις ἀκοῦσαι τὰς αἰσθήσεις ἐλάβομεν, ἀλλ' ἀνάπαλιν, ἔχοντες ἐχρησάμεθα, οὐ χρησάμενοι ἔσχομεν)· τὰς δὲ ἀρετὰς λαμβάνομεν ἐνεργήσαντες πρότερον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. ἃ γὰρ δεῖ μαθόντας ποιεῖν, ταῦτα ποιοῦντες μανθάνομεν, οἷον οἰκοδομοῦντες οἰκο-

7. ἢ] καὶ K^b ‖ 14. δὴ Susemihl ‖ 15. πλεῖστον $M^b O^b$ ‖ ἐκ τῆς διδασκαλίας L^b, ἐν διδασκαλίαις M^b ‖ 18. παρεγκλῖνον K^b ‖ 22. αὐτὸν post μυριάκις add. $L^b O^b$ ‖ τὸ om. L^b ‖ 23. ἄλλως post τῶν secl. Spengel ‖ 32. τῶν τεχνῶν τῶν ἄλλων $L^b O^b$.

(I)

δόμοι γίγνονται καὶ κιθαρίζοντες κιθαρισταί. οὕτω δὲ καὶ τὰ
1103b *μὲν δίκαια πράττοντες δίκαιοι γινόμεθα, τὰ δὲ σώφρονα*
σώφρονες, τὰ δ' ἀνδρεῖα ἀνδρεῖοι. — μαρτυρεῖ δὲ καὶ τὸ γιγνό- 5
μενον ἐν ταῖς πόλεσιν· οἱ γὰρ νομοθέται τοὺς πολίτας ἐθί-
ζοντες ποιοῦσιν ἀγαθούς, καὶ τὸ μὲν βούλημα παντὸς νομο-
θέτου τοῦτ' ἐστίν, ὅσοι δὲ μὴ εὖ αὐτὸ ποιοῦσιν ἁμαρτάνουσιν,
καὶ διαφέρει τούτῳ πολιτεία πολιτείας ἀγαθὴ φαύλης. — ἔτι 6
ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν καὶ γίνεται πᾶσα ἀρετὴ
καὶ φθείρεται, ὁμοίως δὲ καὶ τέχνη· ἐκ γὰρ τοῦ κιθαρίζειν
καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ γίγνονται κιθαρισταί. ἀνάλογον
δὲ καὶ οἱ οἰκοδόμοι καὶ οἱ λοιποὶ πάντες· ἐκ μὲν γὰρ τοῦ
εὖ οἰκοδομεῖν ἀγαθοὶ οἰκοδόμοι ἔσονται, ἐκ δὲ τοῦ κακῶς
κακοί· εἰ γὰρ μὴ οὕτως εἶχεν, οὐδὲν ἂν ἔδει τοῦ διδάξοντος, 7
ἀλλὰ πάντες ἂν ἐγίγνοντο ἀγαθοὶ ἢ κακοί. οὕτω δὴ καὶ ἐπὶ
τῶν ἀρετῶν ἔχει· πράττοντες γὰρ τὰ ἐν τοῖς συναλλάγμασι
τοῖς πρὸς τοὺς ἀνθρώπους γινόμεθα οἳ μὲν δίκαιοι οἳ δὲ ἄδι-
κοι, πράττοντες δὲ τὰ ἐν τοῖς δεινοῖς καὶ ἐθιζόμενοι φοβεῖ-
σθαι ἢ θαρρεῖν οἳ μὲν ἀνδρεῖοι οἳ δὲ δειλοί. ὁμοίως δὲ καὶ
τὰ περὶ τὰς ἐπιθυμίας ἔχει καὶ τὰ περὶ τὰς ὀργάς. οἳ μὲν
γὰρ σώφρονες καὶ πρᾶοι γίνονται, οἳ δ' ἀκόλαστοι καὶ ὀρ-
γίλοι, οἳ μὲν ἐκ τοῦ οὑτωσὶ ἐν αὐτοῖς ἀναστρέφεσθαι, οἳ δὲ
ἐκ τοῦ οὑτωσί. καὶ ἑνὶ δὴ λόγῳ ἐκ τῶν ὁμοίων ἐνεργειῶν αἱ
ἕξεις γίνονται. διὸ δεῖ τὰς ἐνεργείας ποιὰς ἀποδιδόναι· 8
κατὰ γὰρ τὰς τούτων διαφορὰς ἀκολουθοῦσιν αἱ ἕξεις. οὐ
μικρὸν οὖν διαφέρει τὸ οὕτως ἢ οὕτως εὐθὺς ἐκ νέων ἐθίζε-
σθαι, ἀλλὰ πάμπολυ, μᾶλλον δὲ τὸ πᾶν.

2 *ἐπεὶ οὖν ἡ παροῦσα πραγματεία οὐ θεωρίας ἕνεκά* II

34. *δὴ* L^b, om. M^b ‖ 1103b, 5. *αὐτὰ* K^b ‖ 7. *καὶ* ante *γίνεται* om. K^b ‖ 9. *οἱ* ante *κακοὶ* om. K^b ‖ 10. *οἱ* ante *οἰκοδόμοι* add. N^b ‖ 14. *συναλλάγμασι τοῖς* om. K^b ‖ 15. *γινόμενα* K^b, *γινόμεθα* post *ἄδικοι* L^bO^b ‖ 17. *ἢ* om. K^b ‖ 18. *τὰ* om. L^bM^b ‖ *τὰ* om. M^b ‖ 24. *εὐθέως* K^b ‖ 26. *ἐπεὶ* — 1104a, 26. suspecta videntur Euckenio.

(II) ἐστιν ὥσπερ αἱ ἄλλαι (οὐ γὰρ ἵνα εἰδῶμεν τί ἐστιν ἡ ἀρετὴ
σκεπτόμεθα, ἀλλ' ἵν' ἀγαθοὶ γινώμεθα, ἐπεὶ οὐδὲν ἂν ἦν
ὄφελος αὐτῆς), ἀναγκαῖον ἐπισκέψασθαι τὰ περὶ τὰς
πράξεις, πῶς πρακτέον αὐτάς· αὗται γάρ εἰσιν κύριαι καὶ
2 τοῦ ποιὰς γενέσθαι τὰς ἕξεις, καθάπερ εἰρήκαμεν. τὸ μὲν οὖν
κατὰ τὸν ὀρθὸν λόγον πράττειν κοινὸν καὶ ὑποκείσθω, ῥηθή-
σεται δ' ὕστερον περὶ αὐτοῦ, καὶ τί ἐστιν ὁ ὀρθὸς λόγος,
3 καὶ πῶς ἔχει πρὸς τὰς ἄλλας ἀρετάς. ἐκεῖνο δὲ προδι-
ομολογείσθω, ὅτι πᾶς ὁ περὶ τῶν πρακτῶν λόγος τύπῳ 1104a
καὶ οὐκ ἀκριβῶς ὀφείλει λέγεσθαι, ὥσπερ καὶ κατ' ἀρχὰς
εἴπομεν ὅτι κατὰ τὴν ὕλην οἱ λόγοι ἀπαιτητέοι· τὰ δ' ἐν
ταῖς πράξεσιν καὶ τὰ συμφέροντα οὐδὲν ἑστηκὸς ἔχει, ὥσ-
4 περ οὐδὲ τὰ ὑγιεινά. τοιούτου δὲ ὄντος τοῦ καθόλου λόγου,
ἔτι μᾶλλον ὁ περὶ τῶν καθ' ἕκαστα λόγος οὐκ ἔχει τἀκριβές·
οὔτε γὰρ ὑπὸ τέχνην οὔθ' ὑπὸ παραγγελίαν οὐδεμίαν πίπτει,
δεῖ δ' αὐτοὺς ἀεὶ τοὺς πράττοντας τὰ πρὸς τὸν καιρὸν σκοπεῖν,
ὥσπερ καὶ ἐπὶ τῆς ἰατρικῆς ἔχει καὶ τῆς κυβερνητικῆς.
5 ἀλλὰ καίπερ ὄντος τοιούτου τοῦ παρόντος λόγου,
6 πειρατέον βοηθεῖν. πρῶτον οὖν τοῦτο θεωρητέον, ὅτι τὰ
τοιαῦτα πέφυκεν ὑπ' ἐνδείας καὶ ὑπερβολῆς φθείρε-
σθαι (δεῖ γὰρ ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεροῖς μαρτυρίοις
χρῆσθαι), ὥσπερ ἐπὶ τῆς ἰσχύος καὶ τῆς ὑγιείας ὁρῶμεν·
τά τε γὰρ ὑπερβάλλοντα γυμνάσια καὶ τὰ ἐλλείποντα
φθείρει τὴν ἰσχύν, ὁμοίως δὲ καὶ τὰ ποτὰ καὶ τὰ σιτία
πλείω καὶ ἐλάττω γιγνόμενα φθείρει τὴν ὑγίειαν, τὰ δὲ

27. τί ἐστιν ἀρετὴ O^b, ἡ ἀρετὴ τί K^b ‖ 28. γενώμεθα $K^b L^b O^b$ ‖ 29. ἐπισκέψασθαι L^b: ἦν σκέψασθαι K^b, ἔστι σκέψασθαι O^b, ἂν εἴη σκέψασθαι M^b ‖ 33. ὁ om. $K^b L^b O^b$ ‖ 34. προσδιομολογείσθω K^b, προομολογείσθω $L^b O^b$ ‖ 1104a, 1. πρακτέων $K^b L^b M^b$ ‖ 5. ὑγιεινὰ τοῦ καθολικοῦ λόγου K^b ‖ 6. λόγων K^b ‖ 8. περὶ K^b ‖ 13. δεῖ — 14. χρῆσθαι post 14. ὁρῶμεν transp. Muretus.

(II)
σύμμετρα καὶ ποιεῖ καὶ αὔξει καὶ σῴζει. οὕτως οὖν καὶ 7
ἐπὶ σωφροσύνης καὶ ἀνδρείας ἔχει καὶ τῶν ἄλλων ἀρετῶν.
ὅ τε γὰρ πάντα φεύγων καὶ φοβούμενος καὶ μηδὲν ὑπο-
μένων δειλὸς γίγνεται, ὅ τε μηδὲν ὅλως φοβούμενος ἀλλὰ
πρὸς πάντα βαδίζων θρασύς· ὁμοίως δὲ καὶ ὁ μὲν πάσης
ἡδονῆς ἀπολαύων καὶ μηδεμιᾶς ἀπεχόμενος ἀκόλαστος,
ὁ δὲ πάσας φεύγων, ὥσπερ οἱ ἀγροῖκοι, ἀναίσθητός τις·
φθείρεται δὴ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία ὑπὸ τῆς ὑπερ-
βολῆς καὶ τῆς ἐλλείψεως, ὑπὸ δὲ τῆς μεσότητος σῴζεται.

ἀλλ' οὐ μόνον αἱ γενέσεις καὶ αὐξήσεις καὶ αἱ φθοραὶ 8
ἐκ τῶν αὐτῶν καὶ ὑπὸ τῶν αὐτῶν γίνονται, ἀλλὰ καὶ
αἱ ἐνέργειαι ἐν τοῖς αὐτοῖς ἔσονται· καὶ γὰρ ἐπὶ τῶν
ἄλλων τῶν φανερωτέρων οὕτως ἔχει, οἷον ἐπὶ τῆς ἰσχύος·
γίνεται γὰρ ἐκ τοῦ πολλὴν τροφὴν λαμβάνειν καὶ πολ-
λοὺς πόνους ὑπομένειν, καὶ μάλιστα ἂν δύναιτο αὐτὰ ποιεῖν,
ὁ ἰσχυρός. οὕτω δ' ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἔκ τε γὰρ 9
τοῦ ἀπέχεσθαι τῶν ἡδονῶν γινόμεθα σώφρονες, καὶ γενό-
μενοι μάλιστα δυνάμεθα ἀπέχεσθαι αὐτῶν. ὁμοίως δὲ
1104b καὶ ἐπὶ τῆς ἀνδρείας· ἐθιζόμενοι γὰρ καταφρονεῖν τῶν φο-
βερῶν καὶ ὑπομένειν αὐτὰ γινόμεθα ἀνδρεῖοι, καὶ γενό-
μενοι μάλιστα δυνησόμεθα ὑπομένειν τὰ φοβερά.

σημεῖον δὲ δεῖ ποιεῖσθαι τῶν ἕξεων τὴν ἐπιγινομένην ἡδο- III
νὴν ἢ λύπην τοῖς ἔργοις· ὁ μὲν γὰρ ἀπεχόμενος τῶν σωματι-
κῶν ἡδονῶν καὶ αὐτῷ τούτῳ χαίρων σώφρων, ὁ δ' ἀχθόμενος
ἀκόλαστος· καὶ ὁ μὲν ὑπομένων τὰ δεινὰ καὶ χαίρων ἢ
μὴ λυπούμενός γε ἀνδρεῖος, ὁ δὲ λυπούμενος δειλός. περὶ
ἡδονὰς γὰρ καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή. — διὰ μὲν γὰρ
τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν
καλῶν ἀπεχόμεθα. διὸ δεῖ ἦχθαί πως εὐθὺς ἐκ νέων, ὡς 2

19. ἄλλων om. K^b ‖ 24. πᾶσαν K^b ‖ τις om. L^bO^b ‖ 25. δὴ Susemihl: δὲ K^b, γὰρ $L^bM^bO^b$ ‖ 29. αἱ om. K^b ‖ 32. ἂν δύναιτ' αὐτὰ mg. K^b: ἃ δύναιτ' αὐτὰ pr. K^b, δύναται ταῦτα $L^bM^bO^b$.

(III)
ὁ Πλάτων φησίν, ὥστε χαίρειν τε καὶ λυπεῖσθαι οἷς δεῖ·
3 ἡ γὰρ ὀρθὴ παιδεία αὕτη ἐστίν. — ἔτι δὲ εἰ αἱ ἀρεταί εἰσι περὶ
πράξεις καὶ πάθη, παντὶ δὲ πάθει καὶ πάσῃ πράξει ἕπε-
ται ἡδονὴ καὶ λύπη, καὶ διὰ τοῦτ' ἂν εἴη ἡ ἀρετὴ περὶ
4 ἡδονὰς καὶ λύπας. — μηνύουσι δὲ καὶ αἱ κολάσεις γινό-
μεναι διὰ τούτων· ἰατρεῖαι γάρ τινές εἰσιν, αἱ δὲ ἰατρεῖαι
5 διὰ τῶν ἐναντίων πεφύκασι γίνεσθαι. — ἔτι, ὡς καὶ πρότερον
εἴπομεν, πᾶσα ψυχῆς ἕξις, ὑφ' οἵων πέφυκε γίνεσθαι
χείρων καὶ βελτίων, πρὸς ταῦτα καὶ περὶ ταῦτα τὴν φύ-
σιν ἔχει· δι' ἡδονὰς δὲ καὶ λύπας φαῦλοι γίνονται, τῷ
διώκειν ταύτας καὶ φεύγειν, ἢ ἃς μὴ δεῖ ἢ ὅτε οὐ δεῖ ἢ
ὡς οὐ δεῖ, ἢ ὁσαχῶς ἄλλως ὑπὸ τοῦ λόγου διορίζεται τὰ
τοιαῦτα. διὸ καὶ ὁρίζονται τὰς ἀρετὰς ἀπαθείας τινὰς
καὶ ἠρεμίας· οὐκ εὖ δέ, ὅτι ἁπλῶς λέγουσιν, ἀλλ' οὐχ
ὡς δεῖ καὶ ὡς οὐ δεῖ καὶ ὅτε, καὶ ὅσα ἄλλα προστίθεται.
6 ὑπόκειται ἄρα ἡ ἀρετὴ εἶναι ἡ τοιαύτη περὶ ἡδονὰς καὶ
λύπας τῶν βελτίστων πρακτική, ἡ δὲ κακία τοὐναντίον. —
7 γένοιτο δ' ἂν ἡμῖν καὶ ἐκ τούτων φανερὸν ἔτι περὶ τῶν
αὐτῶν. τριῶν γὰρ ὄντων τῶν εἰς τὰς αἱρέσεις καὶ τριῶν
τῶν εἰς τὰς φυγάς, καλοῦ συμφέροντος ἡδέος, καὶ [τριῶν]
τῶν ἐναντίων, αἰσχροῦ βλαβεροῦ λυπηροῦ, περὶ ταῦτα
μὲν πάντα ὁ ἀγαθὸς κατορθωτικός ἐστιν ὁ δὲ κακὸς ἁμαρ-
τητικός, μάλιστα δὲ περὶ τὴν ἡδονήν, κοινή τε γὰρ αὕτη
τοῖς ζῴοις, καὶ πᾶσι τοῖς ὑπὸ τὴν αἵρεσιν παρακολουθεῖ·
8 καὶ γὰρ τὸ καλὸν καὶ τὸ συμφέρον ἡδὺ φαίνεται. — ἔτι 1105 a

13. *εἰ αἱ* Coraes: *εἰ* om. K[b], *αἱ* om. ceteri ‖ 18. *πρώην* K[b] ‖ 21. *φαῦλαι* O[b] et rc. K[b] ‖ *γίνονται* delebat Spengel ‖ 22. *ἢ ὅτε οὐ δεῖ* om. K[b] ‖ 29. *ὅτι* K[b] ‖ 31. *τῶν*] *ὄντων τῶν* M[b] ‖ *τριῶν* secl. Coraes ‖ 32. *βλαβεροῦ* K[b]: *ἀσυμφόρου* L[b]M[b]O[b] ‖ 34. *δὲ* om. K[b].

(III)

δ' ἐκ νηπίου πᾶσιν ἡμῖν συντέθραπται· διὸ χαλεπὸν ἀπο-
τρίψασθαι τοῦτο τὸ πάθος ἐγκεχρωσμένον τῷ βίῳ. — κα-
νονίζομεν δὲ καὶ τὰς πράξεις, οἳ μὲν μᾶλλον οἳ δ' ἧττον,
ἡδονῇ καὶ λύπῃ. — διὰ ταῦτ' οὖν ἀναγκαῖον εἶναι περὶ ταῦτα 9
τὴν πᾶσαν πραγματείαν· οὐ γὰρ μικρὸν εἰς τὰς πράξεις
εὖ ἢ κακῶς χαίρειν καὶ λυπεῖσθαι. — ἔτι δὲ χαλεπώτερον 10
ἡδονῇ ʽμάχεσθαιʼ ἢ ʽθυμῷ,ʼ καθάπερ φησὶν Ἡράκλειτος,
περὶ δὲ τὸ χαλεπώτερον αἰεὶ καὶ τέχνη γίνεται καὶ ἀρετή·
καὶ γὰρ τὸ εὖ βέλτιον ἐν τούτῳ. ὥστε καὶ διὰ τοῦτο περὶ
ἡδονὰς καὶ λύπας πᾶσα ἡ πραγματεία καὶ τῇ ἀρετῇ καὶ
τῇ πολιτικῇ· ὁ μὲν γὰρ εὖ τούτοις χρώμενος ἀγαθὸς ἔσται,
ὁ δὲ κακῶς κακός.

3 ὅτι μὲν οὖν ἐστιν ἡ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας, καὶ ὅτι 11
ἐξ ὧν γίνεται, ὑπὸ τούτων καὶ αὔξεται καὶ φθείρεται μὴ ὡσαύ-
τως γινομένων, καὶ ὅτι ἐξ ὧν ἐγένετο, περὶ ταῦτα καὶ ἐνεργεῖ,
εἰρήσθω· ἀπορήσειε δ' ἄν τις πῶς λέγομεν ὅτι δεῖ τὰ IV
μὲν δίκαια πράττοντας δικαίους γίνεσθαι, τὰ δὲ σώφρονα
σώφρονας. εἰ γὰρ πράττουσιν τὰ δίκαια καὶ τὰ σώφρονα,
ἤδη εἰσὶν δίκαιοι καὶ σώφρονες,· ὥσπερ εἰ τὰ γραμματικὰ
καὶ τὰ μουσικά, γραμματικοὶ καὶ μουσικοί. ἢ οὐδ' ἐπὶ 2
τῶν τεχνῶν οὕτως ἔχει; ἐνδέχεται γὰρ γραμματικόν τι
ποιῆσαι καὶ ἀπὸ τύχης καὶ ἄλλου ὑποθεμένου,· τότε
οὖν ἔσται γραμματικός, ἐὰν καὶ γραμματικόν τι ποιήσῃ
καὶ γραμματικῶς· τοῦτο δέ ἐστιν τὸ κατὰ τὴν ἐν αὐτῷ γραμ-

1105a, 2. συντετράφθαι K[b] ‖ 11. καὶ τῇ — 12. πολιτικῇ secl. Gifanius ‖ ἀρετῇ] ἠθικῇ M[b], ἀρετῇ τῇ ἠθικῇ Zell ‖ 15. ὑπὸ τούτων post καὶ αὔξεται transponi vult Susemihl ‖ 19. τὰ post καὶ om. K[b] M[b] ‖ 20. εἰ] οἱ M[b] ‖ 21. τὰ add. K[b] ‖ 24. καὶ om. M[b].

(IV)

3 ματικήν. ἔτι οὐδ᾽ ὅμοιόν ἐστιν ἐπί τῶν τεχνῶν καὶ τῶν ἀρετῶν. τὰ μὲν γὰρ ὑπὸ τῶν τεχνῶν γινόμενα τὸ εὖ ἔχει ἐν αὑτοῖς, ἀρκεῖ οὖν ταῦτα πὼς ἔχοντα γενέσθαι· τὰ δὲ κατὰ τὰς ἀρετὰς γινόμενα οὐκ ἐὰν αὐτὰ πὼς ἔχῃ, δικαίως ἢ σωφρόνως πράττεται, ἀλλὰ καὶ ἐὰν ὁ πράττων πὼς ἔχων πράττῃ, πρῶτον μὲν ἐὰν εἰδώς, ἔπειτ᾽ ἐὰν προαιρούμενος, καὶ προαιρούμενος δι᾽ αὐτά, τὸ δὲ τρίτον ἐὰν καὶ βεβαίως καὶ ἀμετακινήτως ἔχων πράττῃ. ταῦτα δὲ πρὸς μὲν τὸ τὰς ἄλλας τέχνας ἔχειν οὐ συναριθμεῖται, πλὴν 1105b αὐτὸ τὸ εἰδέναι· πρὸς δὲ τὸ τὰς ἀρετὰς τὸ μὲν εἰδέναι μικρὸν ἢ οὐδὲν ἰσχύει, τὰ δ᾽ ἄλλα οὐ μικρὸν ἀλλὰ τὸ πᾶν δύναται, ἅπερ ἐκ τοῦ πολλάκις πράττειν τὰ δίκαια καὶ σώφρονα περιγίνεται.

4 τὰ μὲν οὖν πράγματα δίκαια καὶ σώφρονα λέγεται, ὅταν ᾖ τοιαῦτα οἷα ἂν ὁ δίκαιος ἢ ὁ σώφρων πράξειεν· δίκαιος δὲ καὶ σώφρων ἐστὶν οὐχ ὁ ταῦτα πράττων, ἀλλὰ καὶ ὁ οὕτως πράττων ὡς οἱ δίκαιοι καὶ σώφρονες πράττουσιν.

5 εὖ οὖν λέγεται ὅτι ἐκ τοῦ τὰ δίκαια πράττειν ὁ δίκαιος γίνεται καὶ ἐκ τοῦ τὰ σώφρονα ὁ σώφρων· ἐκ δὲ τοῦ μὴ πράττειν ταῦτα οὐδεὶς ἂν οὐδὲ μελλήσειε γενέσθαι ἀγαθός. ἀλλ᾽ οἱ πολλοὶ ταῦτα μὲν οὐ πράττουσιν, ἐπὶ δὲ τὸν λόγον καταφεύγοντες οἴονται φιλοσοφεῖν καὶ οὕτως ἔσεσθαι σπουδαῖοι, ὅμοιόν τι ποιοῦντες τοῖς κάμνουσιν, οἳ τῶν ἰατρῶν ἀκούουσι μὲν ἐπιμελῶς, ποιοῦσι δ᾽ οὐδὲν τῶν προσταττομένων. ὥσπερ οὖν οὐδὲ ἐκεῖνοι εὖ ἕξουσιν τὸ σῶμα οὕτω θεραπευόμενοι, οὐδ᾽ οὗτοι τὴν ψυχὴν οὕτω φιλοσοφοῦντες.

26. ἐπί τε τῶν K^b ‖ 27. ἔχειν αὐτοῖς K^b ‖ 28. οὖν] τῶι K^b ‖ 31. ἐὰν προαιρούμενος om. K^b ‖ 32. καὶ προαιρούμενος om. $L^b O^b$ ‖ διὰ ταῦτα K^b ‖ καὶ ἐὰν $L^b M^b O^b$ ‖ 1105b, 2. τὸ post δὲ om. K^b ‖ οὐδὲν ἢ μικρὸν K^b ‖ 3. τὸ om. K^b ‖ 4. ἅπερ καὶ ἐκ $L^b O^b$ ‖ 6. ὁ post ἢ add. K^b ‖ 8. οἱ post δίκαιοι καὶ add. L^b ‖ 9. τὰ add. K^b ‖ 11. μελήσειε $L^b M^b O^b$ ‖ 16. οὐκ ἐκεῖνοι L^b, ἐκεῖνοι οὐκ M^b.

4 τί δ' ἐστὶν ἡ ἀρετὴ ἑξῆς σκεπτέον. ἐπεὶ οὖν τὰ ἐν V
τῇ ψυχῇ γινόμενα τρία ἐστίν, πάθη δυνάμεις ἕξεις, τούτων ἄν τι εἴη ἡ ἀρετή. λέγω δὲ πάθη μὲν ἐπιθυμίαν 2
ὀργὴν φόβον θάρσος φθόνον χαρὰν φιλίαν μῖσος πόθον ζῆλον ἔλεον ὅλως οἷς ἕπεται ἡδονὴ ἢ λύπη· δυνάμεις δὲ καθ' ἃς παθητικοὶ τούτων λεγόμεθα, οἷον καθ' ἃς δυνατοὶ ὀργισθῆναι ἢ λυπηθῆναι ἢ ἐλεῆσαι· ἕξεις δὲ καθ' ἃς πρὸς τὰ πάθη ἔχομεν εὖ ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι, εἰ μὲν σφοδρῶς ἢ ἀνειμένως, κακῶς ἔχομεν, εἰ δὲ μέσως, εὖ, ὁμοίως δὲ καὶ πρὸς τἆλλα. πάθη μὲν 3
οὖν οὐκ εἰσὶν οὔθ' αἱ ἀρεταὶ οὔθ' αἱ κακίαι, ὅτι οὐ λεγόμεθα κατὰ τὰ πάθη σπουδαῖοι ἢ φαῦλοι, κατὰ δὲ τὰς ἀρετὰς ἢ τὰς κακίας λεγόμεθα· καὶ ὅτι κατὰ μὲν τὰ πάθη οὔτε ἐπαινούμεθα οὔτε ψεγόμεθα (οὐ γὰρ ἐπαινεῖται ὁ φοβούμενος οὐδὲ ὁ ὀργιζόμενος, οὐδὲ ψέγεται ὁ ἁπλῶς ὀργιζόμενος ἀλλ' ὁ πώς), κατὰ δὲ τὰς ἀρετὰς καὶ τὰς κακίας ἐπαινούμεθα ἢ ψεγόμεθα. ἔτι ὀργιζόμεθα μὲν καὶ 4
φοβούμεθα ἀπροαιρέτως, αἱ δ' ἀρεταὶ προαιρέσεις τινὲς ἢ οὐκ ἄνευ προαιρέσεως. πρὸς δὲ τούτοις κατὰ μὲν τὰ πάθη κινεῖσθαι λεγόμεθα, κατὰ δὲ τὰς ἀρετὰς καὶ τὰς κακίας οὐ κινεῖσθαι ἀλλὰ διακεῖσθαι πώς. διὰ ταῦτα δὲ οὐδὲ 5
δυνάμεις εἰσίν· οὔτε γὰρ ἀγαθοὶ λεγόμεθα τῷ δύνασθαι πάσχειν ἁπλῶς οὔτε κακοί, οὔτ' ἐπαινούμεθα οὔτε ψεγόμεθα. καὶ ἔτι δυνατοὶ μέν ἐσμεν φύσει, ἀγαθοὶ δὲ ἢ κακοὶ οὐ γινόμεθα φύσει· εἴπομεν δὲ περὶ τούτου πρότε-

19. τί δ' ἐστιν ἡ ἀρετὴ ἑξῆς K^b: μετὰ δὲ ταῦτα (δὲ post ταῦτα M^b) τί ἐστιν ἀρετή L^b M^b O^b ‖ 21. τι ἂν L^b M^b O^b ‖ 22. φθόνον θάρσος K^b ‖ χάριν Val. Rose Arist. pseud. p. 107 ‖ 25. λυπηθῆναι] φοβηθῆναι secundum Stob. Ecl. eth. p. 296 Rassow ‖ 30. τὰ om. K^b ‖ 31. ἢ] καὶ K^b ‖ λεγόμεθα σπουδαῖοι καὶ φαῦλοι καὶ K^b ‖ μὲν om. K^b ‖ 1106a, 8. οὔτ' ἐπαινούμεθα οὔτε ψεγόμεθα secludenda censet Bywater ‖ 9. καὶ om. K^b.

(V)
6 ρον. εἰ οὖν μήτε πάθη εἰσὶν αἱ ἀρεταὶ μήτε δυνάμεις, λεί-
πεται ἕξεις αὐτὰς εἶναι.
VI ὅ τι μὲν οὖν ἐστιν τῷ γένει ἡ ἀρετή, εἴρηται· δεῖ
δὲ μὴ μόνον οὕτως εἰπεῖν, ὅτι ἕξις, ἀλλὰ καὶ ποία
2 τις. ῥητέον οὖν ὅτι πᾶσα ἀρετή, οὗ ἂν ᾖ ἀρετή, αὐτό
τε εὖ ἔχον ἀποτελεῖ καὶ τὸ ἔργον αὐτοῦ εὖ ἀποδίδω-
σιν, οἷον ἡ τοῦ ὀφθαλμοῦ ἀρετὴ τόν τε ὀφθαλμὸν σπου-
δαῖον ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ, τῇ γὰρ τοῦ ὀφθαλμοῦ
ἀρετῇ εὖ ὁρῶμεν· ὁμοίως ἡ τοῦ ἵππου ἀρετὴ ἵππον τε
σπουδαῖον ποιεῖ καὶ ἀγαθὸν δραμεῖν καὶ ἐνεγκεῖν τὸν ἐπι-
3 βάτην καὶ μεῖναι τοὺς πολεμίους. εἰ δὴ τοῦτ' ἐπὶ πάντων
οὕτως ἔχει, καὶ ἡ τοῦ ἀνθρώπου ἀρετὴ εἴη ἂν ἕξις ἀφ'
ἧς ἀγαθὸς ἄνθρωπος γίνεται καὶ ἀφ' ἧς εὖ τὸ ἑαυτοῦ ἔρ-
4 γον ἀποδώσει. πῶς δὲ τοῦτο ἔσται, ἤδη μὲν εἰρήκαμεν, ἔτι
δὲ καὶ ὧδ' ἔσται φανερόν, ἐὰν θεωρήσωμεν ποία τίς ἐστιν
ἡ φύσις αὐτῆς. ἐν παντὶ δὴ συνεχεῖ καὶ διαιρετῷ ἔστιν
λαβεῖν τὸ μὲν πλεῖον τὸ δ' ἔλαττον τὸ δ' ἴσον, καὶ ταῦτα
ἢ κατ' αὐτὸ τὸ πρᾶγμα ἢ πρὸς ἡμᾶς· τὸ δὲ ἴσον μέσον
5 τι ὑπερβολῆς καὶ ἐλλείψεως. λέγω δὲ τοῦ μὲν πράγμα-
τος μέσον τὸ ἴσον ἀπέχον ἀφ' ἑκατέρου τῶν ἄκρων, ὅπερ
ἐστὶν ἓν καὶ τὸ αὐτὸ πᾶσιν, πρὸς ἡμᾶς δὲ ὃ μήτε πλεονά-
6 ζει μήτε ἐλλείπει· τοῦτο δ' οὐχ ἕν, οὐδὲ ταὐτὸν πᾶσιν.
οἷον εἰ τὰ δέκα πολλὰ τὰ δὲ δύο ὀλίγα, τὰ ἓξ μέσα
λαμβάνουσιν κατὰ τὸ πρᾶγμα, ἴσῳ γὰρ ὑπερέχει τε καὶ
ὑπερέχεται· τοῦτο δὲ μέσον ἐστὶν κατὰ τὴν ἀριθμητικὴν
7 ἀναλογίαν. τὸ δὲ πρὸς ἡμᾶς οὐχ οὕτω ληπτέον· οὐ γὰρ
εἴ τῳ δέκα μναῖ φαγεῖν πολὺ δύο δὲ ὀλίγον, ὁ ἀλεί- 1106b
πτης ἓξ μνᾶς προστάξει· ἔστι γὰρ ἴσως καὶ τοῦτο πολὺ
τῷ ληψομένῳ ἢ ὀλίγον· Μίλωνι μὲν γὰρ ὀλίγον, τῷ δὲ

14. ποία] ποταπή K^b ‖ 15. ᾖ] εἴη K^b ‖ 22. ἂν ἡ ἕξις K^b ‖ 24. πῶς] ὡς K^b ‖ 28. πρὸς] καθ' L^bO^b ‖ 30. ἑκατέρων L^bM^b ‖ 1106b, 1. εἴ τῳ] ᾧι K^b ‖ δύο om. pr. K^b.

(VI)
ἀρχομένῳ τῶν γυμνασίων πολύ. ὁμοίως ἐπὶ δρόμου καὶ
πάλης. οὕτω δὴ πᾶς ἐπιστήμων τὴν ὑπερβολὴν μὲν καὶ 8
τὴν ἔλλειψιν φεύγει, τὸ δὲ μέσον ζητεῖ καὶ τοῦθ᾽ αἱρεῖ-
ται, μέσον δὲ οὐ τὸ τοῦ πράγματος ἀλλὰ τὸ πρὸς ἡμᾶς.
εἰ δὴ πᾶσα ἐπιστήμη οὕτως τὸ ἔργον εὖ ἐπιτελεῖ, πρὸς τὸ 9
μέσον βλέπουσα καὶ εἰς τοῦτο ἄγουσα τὰ ἔργα (ὅθεν εἰώ-
θασιν ἐπιλέγειν τοῖς εὖ ἔχουσιν ἔργοις ὅτι οὔτε ἀφελεῖν
ἔστιν οὔτε προσθεῖναι, ὡς τῆς μὲν ὑπερβολῆς καὶ τῆς ἐλ-
λείψεως φθειρούσης τὸ εὖ, τῆς δὲ μεσότητος σῳζούσης),
εἰ δὴ οἱ ἀγαθοὶ τεχνῖται, ὡς λέγομεν, πρὸς τοῦτο βλέποντες
ἐργάζονται, ἡ δὲ ἀρετὴ πάσης τέχνης ἀκριβεστέρα καὶ
ἀμείνων ἐστὶν ὥσπερ καὶ ἡ φύσις, τοῦ μέσου ἂν εἴη στο-
χαστική. λέγω δὲ τὴν ἠθικήν· αὕτη γάρ ἐστιν περὶ πάθη 10
καὶ πράξεις, ἐν δὲ τούτοις ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις
καὶ τὸ μέσον. οἷον καὶ φοβηθῆναι καὶ θαρρῆσαι, καὶ ἐπι-
θυμῆσαι, καὶ ὀργισθῆναι καὶ ἐλεῆσαι, καὶ ὅλως ἡσθῆναι
καὶ λυπηθῆναι ἔστιν καὶ μᾶλλον καὶ ἧττον, καὶ ἀμφότερα
οὐκ εὖ, τὸ δὲ ὅτε δεῖ καὶ ἐφ᾽ οἷς καὶ πρὸς οὓς καὶ οὗ 11
ἕνεκα καὶ ὡς δεῖ, μέσον τε καὶ ἄριστον, ὅπερ ἐστὶ τῆς
ἀρετῆς· ὁμοίως δὲ καὶ περὶ τὰς πράξεις ἔστιν ὑπερβολὴ 12
καὶ ἔλλειψις καὶ τὸ μέσον. ἡ δ᾽ ἀρετὴ περὶ πάθη καὶ
πράξεις ἐστίν, ἐν οἷς ἡ μὲν ὑπερβολὴ ἁμαρτάνεται καὶ ἡ
ἔλλειψις ψέγεται, τὸ δὲ μέσον ἐπαινεῖται καὶ κατορθοῦ-
ται· ταῦτα δ᾽ ἄμφω τῆς ἀρετῆς. μεσότης τις ἄρα ἐστὶν 13
ἡ ἀρετή, στοχαστική γε οὖσα τοῦ μέσου. ἔτι τὸ μὲν ἁμαρ- 14
τάνειν πολλαχῶς ἔστιν (τὸ γὰρ κακὸν τοῦ ἀπείρου, ὡς οἱ
Πυθαγόρειοι εἴκαζον, τὸ δὲ ἀγαθὸν τοῦ πεπερασμένου), τὸ

8. ἀποτελεῖ $L^b O^b$ ‖ 13. εἰ δ᾽ οἱ K^b, οἱ δ᾽ L^b ‖ 18. ἐπιθυμῆσαι καὶ ἀποστραφῆναι καὶ ὀργισθῆναι M^b ‖ 21. οἷς] οἷς δεῖ K^b ‖ 22. ἐστὶ] ἐστὶν ἐπὶ K^b ‖ 24. ἡ — 27. ἀρετῆς = 16. αὕτη — 24. μέσον Susemihl ‖ δὴ Berg ‖ 25. ὑπερβολὴ καὶ ἡ ἔλλειψις ἁμαρτάνεται καὶ ψέγεται Rassow ‖ 28. γε om. K^b.

(VI)
*δὲ κατορθοῦν μοναχῶς· διὸ καὶ τὸ μὲν ῥάδιον τὸ δὲ χα-
λεπόν, ῥάδιον μὲν τὸ ἀποτυχεῖν τοῦ σκοποῦ, χαλεπὸν
δὲ τὸ ἐπιτυχεῖν. καὶ διὰ ταῦτ' οὖν τῆς μὲν κακίας ἡ
ὑπερβολὴ καὶ ἡ ἔλλειψις, τῆς δὲ ἀρετῆς ἡ μεσότης.*

ἐσθλοὶ μὲν γὰρ ἁπλῶς, παντοδαπῶς δὲ κακοί.

15 *ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι* 6
οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένῃ λόγῳ καὶ ὡς ἂν ὁ φρόνι- 1107a
μος ὁρίσειε. μεσότης δὲ δύο κακιῶν, τῆς μὲν καθ' ὑπερβο-
16 *λὴν τῆς δὲ κατ' ἔλλειψιν· καὶ ἔτι τῷ τὰς μὲν ἐλλείπειν τὰς
δὲ ὑπερβάλλειν τοῦ δέοντος ἔν τε τοῖς πάθεσι καὶ ἐν ταῖς πρά-*
17 *ξεσιν, τὴν δὲ ἀρετὴν τὸ μέσον καὶ εὑρίσκειν καὶ αἱρεῖσθαι. διὸ
κατὰ μὲν τὴν οὐσίαν καὶ τὸν λόγον τὸν τὸ τί ἦν εἶναι λέγοντα,
μεσότης ἐστὶν ἡ ἀρετή, κατὰ δὲ τὸ ἄριστον καὶ τὸ εὖ, ἀκρότης.*
18 *οὐ πᾶσα δὲ ἐπιδέχεται πρᾶξις οὐδὲ πᾶν πάθος
τὴν μεσότητα, ἔνια γὰρ εὐθὺς ὠνόμασται συνειλημμένα
μετὰ τῆς φαυλότητος, οἷον ἐπιχαιρεκακία ἀναισχυντία φθό-
νος, καὶ ἐπὶ τῶν πράξεων μοιχεία κλοπὴ ἀνδροφονία·
πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα ψέγεται τῷ αὐτὰ φαῦλα
εἶναι, ἀλλ' οὐχ αἱ ὑπερβολαὶ αὐτῶν οὐδ' αἱ ἐλλείψεις.
οὐκ ἔστιν οὖν οὐδέποτε περὶ αὐτὰ κατορθοῦν, ἀλλ' αἰεὶ
ἁμαρτάνειν· οὐδ' ἔστιν τὸ εὖ ἢ μὴ εὖ περὶ τὰ τοι-
αῦτα ἐν τῷ ἣν δεῖ καὶ ὅτε καὶ ὡς μοιχεύειν, ἀλλ'*
19 *ἁπλῶς τὸ ποιεῖν ὁτιοῦν τούτων ἁμαρτάνειν ἐστίν. ὅμοιον
οὖν τὸ ἀξιοῦν καὶ περὶ τὸ ἀδικεῖν καὶ δειλαίνειν καὶ*

31. *διὸ* — 34. *μεσότης* post 35. *κακοί* tri. Scaliger ‖ 33. *καὶ* — 34. *μεσότης* post 35. *κακοί* tri. Spengel ‖ 34. *ἡ* post *καὶ* om. $M^b O^b$ ‖ 1107a, 1. *ὡρισμένῃ* Asp. Alexander Aphr. Ald.: *ὡρισμένη* ‖ *ᾧ* Asp. ‖ 2. *δυεῖν* K^b ‖ 4. *ἐν* post *καὶ* om. K^b Asp. ‖ 5. *τὸ* om. K^b ‖ 6. *τὸ* add. K^b Asp. ‖ 8. *οὐ* — 27. *ἔλλειψις* citat Alex. Aphr. Qu. nat. et mor. ‖ 12. *λέγεται* $K^b L^b O^b$ ‖ *αὐτὰ* om. K^b ‖ 14. *αὐτὰς* K^b ‖ 18. *οὖν καὶ τὸ ἀξιοῦν περὶ* Alex.

(VI)

ἀκολασταίνειν εἶναι μεσότητα καὶ ὑπερβολὴν καὶ ἔλλειψιν· ἔσται γὰρ οὕτω γε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης καὶ ὑπερβολῆς ὑπερβολὴ καὶ ἔλλειψις ἐλλείψεως. ὥσπερ δὲ σωφροσύνης καὶ ἀνδρείας οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις διὰ τὸ τὸ μέσον εἶναί πως ἄκρον, οὕτως οὐδὲ ἐκείνων μεσότης οὐδὲ ὑπερβολὴ καὶ ἔλλειψις, ἀλλ᾽ ὡς ἂν πράττηται ἁμαρτάνεται· ὅλως γὰρ οὔθ᾽ ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἔστιν, οὔτε μεσότητος ὑπερβολὴ καὶ ἔλλειψις.

7 δεῖ δὲ τοῦτο μὴ μόνον καθόλου λέγεσθαι, ἀλλὰ καὶ VII
τοῖς καθ᾽ ἕκαστα ἐφαρμόττειν· ἐν γὰρ τοῖς περὶ τὰς
πράξεις λόγοις οἱ μὲν καθόλου κενώτεροί εἰσιν, οἱ δ᾽ ἐπὶ
μέρους ἀληθινώτεροι· περὶ γὰρ τὰ καθ᾽ ἕκαστα αἱ πράξεις,
δέον δὲ ἐπὶ τούτων συμφωνεῖν. ληπτέον οὖν ταῦτα ἐκ τῆς
διαγραφῆς. περὶ μὲν οὖν φόβους καὶ θάρρη ἀνδρεία μεσό- 2
1107b της· τῶν δ᾽ ὑπερβαλλόντων ὁ μὲν τῇ ἀφοβίᾳ ἀνώνυμος
(πολλὰ δ᾽ ἐστὶν ἀνώνυμα), ὁ δ᾽ ἐν τῷ θαρρεῖν ὑπερβάλ-
λων θρασύς, ὁ δὲ τῷ μὲν φοβεῖσθαι ὑπερβάλλων τῷ δὲ
θαρρεῖν ἐλλείπων δειλός. περὶ ἡδονὰς δὲ καὶ λύπας οὐ 3
πάσας, ἧττον δὲ καὶ περὶ τὰς λύπας, μεσότης μὲν σω-
φροσύνη, ὑπερβολὴ δὲ ἀκολασία. ἐλλείποντες δὲ περὶ τὰς
ἡδονὰς οὐ πάνυ γίνονται· διόπερ οὐδ᾽ ὀνόματος τετυχή-

20. οὕτω γε] οὕτως Kᵇ Asp. ‖ 21. post ἐλλείψεως add. ταῦτα Kᵇ ‖ 23. διὰ — 24. ἔλλειψις om. Mᵇ ‖ τὸ τὸ] τὸ LᵇOᵇ ‖ ἄκρων Mᵇ ‖ 26. οὐδὲ LᵇMᵇOᵇ ‖ 28. δεῖ — 1108b, 10. ἀρετῆς secl. Eucken ‖ τοῦτο μὴ] μὴ τὸ αὐτὸ Kᵇ, μὴ Lᵇ ‖ 30. κενώτεροι Oᵇ Γ: κοινότεροι ‖ 32. δὴ Susemihl ‖ οὖν om. Kᵇ ‖ 1107b, 3. δ᾽ ἐν τῷ KᵇMᵇ ‖ 4. οὐ μὴν πάσας vel οὐ πάσας δὲ Casaubonus ‖ 7. ὀνόματος — 8. τοιοῦτοι] οὗτοι ὀνόματος τετυχήκασι LᵇMᵇOᵇ.

(VII)
4 κασιν οὐδὲ οἱ τοιοῦτοι, ἔστωσαν δὲ ἀναίσθητοι. περὶ δὲ δό-
σιν χρημάτων καὶ λῆψιν μεσότης μὲν ἐλευθεριότης, ὑπερ-
βολὴ δὲ καὶ ἔλλειψις ἀσωτία καὶ ἀνελευθερία. ἐναντίως
δ᾽ ἐν αὐταῖς ὑπερβάλλουσιν καὶ ἐλλείπουσιν· ὁ μὲν γὰρ ἄσω-
τος ἐν μὲν προέσει ὑπερβάλλει ἐν δὲ λήψει ἐλλείπει, ὁ
δὲ ἀνελεύθερος ἐν μὲν λήψει ὑπερβάλλει ἐν δὲ προέσει
5 ἐλλείπει. νῦν μὲν οὖν τύπῳ καὶ ἐπὶ κεφαλαίου λέγομεν,
ἀρκούμενοι αὐτῷ τούτῳ· ὕστερον δὲ ἀκριβέστερον περὶ αὐτῶν
6 διορισθήσεται. περὶ δὲ τὰ χρήματα καὶ ἄλλαι διαθέσεις
εἰσίν, μεσότης μὲν μεγαλοπρέπεια (ὁ γὰρ μεγαλοπρεπὴς
διαφέρει ἐλευθερίου· ὃ μὲν γὰρ περὶ μεγάλα, ὃ δὲ περὶ
μικρά), ὑπερβολὴ δὲ ἀπειροκαλία καὶ βαναυσία, ἔλλειψις
δὲ μικροπρέπεια· διαφέρουσι δ᾽ αὗται τῶν περὶ τὴν ἐλευ-
7 θεριότητα, πῇ δὲ διαφέρουσιν, ὕστερον ῥηθήσεται. περὶ
δὲ τιμὴν καὶ ἀτιμίαν μεσότης μὲν μεγαλοψυχία, ὑπερ-
βολὴ δὲ χαυνότης τις λεγομένη, ἔλλειψις δὲ μικροψυχία·
8 ὡς δ᾽ ἐλέγομεν ἔχειν πρὸς τὴν μεγαλοπρέπειαν τὴν ἐλευ-
θεριότητα, περὶ μικρὰ διαφέρουσαν, οὕτως ἔχει τις καὶ
πρὸς τὴν μεγαλοψυχίαν, περὶ τιμὴν οὖσαν μεγάλην, αὐτὴ
περὶ μικρὰν οὖσα· ἔστιν γὰρ ὡς δεῖ ὀρέγεσθαι τιμῆς καὶ
μᾶλλον ἢ δεῖ καὶ ἧττον, λέγεται δ᾽ ὁ μὲν ὑπερβάλλων
ταῖς ὀρέξεσι φιλότιμος, ὁ δὲ ἐλλείπων ἀφιλότιμος, ὁ δὲ
μέσος ἀνώνυμος. ἀνώνυμοι δὲ καὶ αἱ διαθέσεις, πλὴν ἡ
τοῦ φιλοτίμου φιλοτιμία. ὅθεν ἐπιδικάζονται οἱ ἄκροι τῆς
μέσης χώρας, καὶ ἡμεῖς δὲ ἔστι μὲν ὅτε τὸν μέσον φιλό-

8. ἔστω δὲ ἀναίσθητος K^b ‖ 11. δ᾽ ἐν αὐταῖς Rassow, Bywater: δ᾽ ἑαυταῖς L^b, δὲ αὐταῖς M^b, δὲ αὐτὰς O^b, δὲ K^b ‖ 14. κεφαλαίῳ $L^b M^b O^b$ ‖ 16. τὰ om. K^b ‖ 20. διαφέρουσι — 21. ἐλευθεριότητα om. K^b ‖ 20. δ᾽] δὴ Susemihl ‖ 21. πῇ] ᾧ $L^b M^b O^b$ ‖ 24. δὲ λέγομεν Aldina ‖ 25. τῷ add. Ramsauer ante περὶ ‖ διαφέρουσαν] οὖσαν? Rassow ‖ 26. τὴν om. K^b ‖ 27. μικρὰ $K^b L^b$ ‖ 32. ἔστι — 33. καὶ om. K^b ‖ 32. φιλότιμον καλοῦμεν] ἐπαινοῦμεν M^b.

(VII)

τιμον καλοῦμεν ἔστι δ' ὅτε ἀφιλότιμον, καὶ ἔστιν ὅτε μὲν
1108a ἐπαινοῦμεν τὸν φιλότιμον ἔστι δ' ὅτε τὸν ἀφιλότιμον.
διὰ τίνα δ' αἰτίαν τοῦτο ποιοῦμεν, ἐν τοῖς ἑξῆς ῥηθήσεται· 9
νῦν δὲ περὶ τῶν λοιπῶν λέγωμεν κατὰ τὸν ὑφηγημένον
τρόπον. ἔστι δὲ καὶ περὶ τὴν ὀργὴν ὑπερβολὴ καὶ ἔλλειψις καὶ 10
μεσότης, σχεδὸν δὲ ἀνωνύμων ὄντων αὐτῶν, τὸν μέσον
⌜πρᾶον⌝ λέγοντες τὴν μεσότητα ⌜πραότητα⌝ καλέσομεν· τῶν
δ' ἄκρων ὁ μὲν ὑπερβάλλων ὀργίλος ἔστω, ἡ δὲ κακία ὀρ-
γιλότης, ὁ δ' ἐλλείπων ἀόργητός τις, ἡ δ' ἔλλειψις ἀορ-
γησία. εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς μεσότητες, ἔχουσαι μέν 11
τινα ὁμοιότητα πρὸς ἀλλήλας, διαφέρουσαι δ' ἀλλήλων·
πᾶσαι μὲν γάρ εἰσιν περὶ λόγων καὶ πράξεων κοινωνίαν,
διαφέρουσι δὲ ὅτι ἣ μέν ἐστιν περὶ τὸ ἀληθὲς τὸ ἐν αὐτοῖς,
αἳ δὲ περὶ τὸ ἡδύ· τούτου δὲ τὸ μὲν ἐν παιδιᾷ τὸ δ' ἐν
πᾶσιν τοῖς κατὰ τὸν βίον. ῥητέον οὖν καὶ περὶ τούτων, ἵνα
μᾶλλον κατίδωμεν ὅτι ἐν πᾶσιν ἡ μεσότης ἐπαινετόν, τὰ
δ' ἄκρα οὔτ' ὀρθὰ οὔτ' ἐπαινετὰ ἀλλὰ ψεκτά. ἔστι μὲν
οὖν καὶ τούτων τὰ πλείω ἀνώνυμα, πειρατέον δ', ὥσπερ
καὶ ἐπὶ τῶν ἄλλων, αὐτοὺς ὀνοματοποιεῖν, σαφηνείας ἕνεκα
καὶ τοῦ εὐπαρακολουθήτου. περὶ μὲν οὖν τὸ ἀληθὲς ὁ 12
μὲν μέσος ἀληθής τις καὶ ἡ μεσότης ἀλήθεια λεγέσθω,
ἡ δὲ προσποίησις ἡ μὲν ἐπὶ τὸ μεῖζον ἀλαζονεία καὶ ὁ
ἔχων αὐτὴν ἀλαζών, ἡ δὲ ἐπὶ τὸ ἔλαττον εἰρωνεία καὶ
εἴρων. περὶ δὲ τὸ ἡδὺ τὸ μὲν ἐν παιδιᾷ ὁ μὲν μέσος 13
εὐτράπελος καὶ ἡ διάθεσις εὐτραπελία, ἡ δὲ ὑπερβολὴ βω-
μολοχία καὶ ὁ ἔχων αὐτὴν βωμολόχος, ὁ δ' ἐλλείπων
ἀγροῖκός τις καὶ ἡ ἕξις ἀγροικία· περὶ δὲ τὸ λοιπὸν ἡδὺ
τὸ ἐν τῷ βίῳ ὁ μὲν ὡς δεῖ ἡδὺς ὢν φίλος καὶ ἡ μεσό-

33. καὶ — ἀφιλότιμον om. $L^b M^b O^b$ ‖ ὅτε μὲν] μὲν ὅτε Bywater, ὅτε K^b ‖ 1108a, 1. ἔστι — ἀφιλότιμον om. K^b ‖ 4. τὴν add. K^b ‖ 5. ὄντων om. K^b ‖ 6. καλέσωμεν K^b ‖ 7. ἐστὶν K^b ‖ 8. δ' ἔλλειψις] δὲ κακία K^b ‖ 12. ἡ μὲν ὅτι ἐστὶ K^b, ὅτι αἱ μὲν εἰσὶ O^b ‖ 15. τὰ δάκρυα οὔτ' ἐπαινετὰ οὔτ' ὀρθά K^b ‖ 16. εἰσὶ K^b ‖ 23. ὁ ἔχων ante εἴρων add. Ramsauer.

(VII)
της φιλία, ὁ δ' ὑπερβάλλων, εἰ μὲν οὐδενὸς ἕνεκα, ἄρε-
σκος, εἰ δὲ ὠφελείας τῆς αὑτοῦ, κόλαξ, ὁ δ' ἐλλείπων καὶ
14 ἐν πᾶσιν ἀηδὴς δύσερίς τις καὶ δύσκολος. εἰσὶν δὲ καὶ ἐν τοῖς
πάθεσι καὶ ἐν τοῖς περὶ τὰ πάθη μεσότητες· ἡ γὰρ αἰδὼς ἀρετὴ
μὲν οὐκ ἔστιν, ἐπαινεῖται δὲ καὶ αἰδήμων. καὶ γὰρ ἐν τού-
τοις ὃ μὲν λέγεται μέσος, ὃ δ' ὑπερβάλλων, ⟨ὃ δ' ἐλλείπων·
καὶ ὁ μὲν ὑπερβάλλων⟩ ὡς ὁ καταπλὴξ ὁ πάντα αἰδούμενος,
ὁ δ' ἐλλείπων ἢ ὁ μηδὲν ὅλως ἀναίσχυντος, ὁ δὲ μέσος αἰδήμων.
15 νέμεσις δὲ μεσότης φθόνου καὶ ἐπιχαιρεκακίας, εἰσὶ δὲ περὶ 1108b
λύπην καὶ ἡδονὴν τὰς ἐπὶ τοῖς συμβαίνουσιν τοῖς πέλας γινο-
μένας· ὁ μὲν γὰρ νεμεσητικὸς λυπεῖται ἐπὶ τοῖς ἀναξίως εὖ
πράττουσιν, ὁ δὲ φθονερὸς ὑπερβάλλων τοῦτον ἐπὶ πᾶσιν λυ-
πεῖται, ⟨καὶ ὁ μὲν νεμεσητικὸς ἐπὶ τοῖς ἀναξίως κακῶς πράτ-
τουσι λυπεῖται,⟩ ὁ δ' ἐπιχαιρέκακος τοσοῦτον ἐλλείπει τοῦ λυ-
16 πεῖσθαι ὥστε καὶ χαίρειν. ἀλλὰ περὶ μὲν τούτων καὶ ἄλλοθι
καιρὸς ἔσται· περὶ δὲ δικαιοσύνης, ἐπεὶ οὐχ ἁπλῶς λέγεται,
μετὰ ταῦτα διελόμενοι περὶ ἑκατέρας ἐροῦμεν πῶς μεσότητες
εἰσίν· ὁμοίως δὲ καὶ περὶ τῶν λογικῶν ἀρετῶν.

VIII τριῶν δὴ διαθέσεων οὐσῶν, δύο μὲν κακιῶν, τῆς μὲν 8
καθ' ὑπερβολὴν τῆς δὲ κατ' ἔλλειψιν, μιᾶς δ' ἀρετῆς τῆς
μεσότητος, πᾶσαι πάσαις ἀντίκεινταί πως· αἱ μὲν γὰρ
ἄκραι καὶ τῇ μέσῃ καὶ ἀλλήλαις ἐναντίαι εἰσίν, ἡ δὲ
2 μέση ταῖς ἄκραις· ὥσπερ γὰρ τὸ ἴσον πρὸς μὲν τὸ ἔλατ-
τον μεῖζον πρὸς δὲ τὸ μεῖζον ἔλαττον, οὕτως αἱ μέσαι

28 et 29. εἰ] ὁ $L^b O^b$ ‖ 31. παθήμασι K^b ‖ ἐν τοῖς om. K^b ‖ 33. μέσος, ὃ δ' secl. Zwinger ‖ ὃ δ' ἐλλείπων· καὶ ὁ μὲν ὑπερβάλλων add. Rassow, ὃ δ' ἐλλείπων· καὶ ὑπερβάλλων μὲν Coraes ‖ 35. ὁ post ἢ om. K^b ‖ μηδὲν K^b: μηδὲ vulgo ‖ 1108b, 5. καὶ — 6. λυπεῖται add. Sauppe (Dionysius und Aristoteles, Gött. 1863, p. 22) ‖ 9. πῶς μεσότητες εἰσίν secl. Ramsauer ‖ 10. ὁμοίως — ἀρετῶν secl. Grant ‖ 11. δὲ $K^b M^b$ ‖ 16. μεῖζον πρὸς] μέγα πρὸς $M^b O^b$.

(VIII)

ἕξεις πρὸς μὲν τὰς ἐλλείψεις ὑπερβάλλουσιν πρὸς δὲ τὰς
ὑπερβολὰς ἐλλείπουσιν ἔν τε τοῖς πάθεσι καὶ ταῖς πρά-
ξεσιν. ὁ γὰρ ἀνδρεῖος πρὸς μὲν τὸν δειλὸν θρασὺς φαί-
νεται, πρὸς δὲ τὸν θρασὺν δειλός· ὁμοίως δὲ καὶ ὁ σώφρων
πρὸς μὲν τὸν ἀναίσθητον ἀκόλαστος, πρὸς δὲ τὸν ἀκόλαστον
ἀναίσθητος, ὁ δ' ἐλευθέριος πρὸς μὲν τὸν ἀνελεύθερον ἄσω-
τος, πρὸς δὲ τὸν ἄσωτον ἀνελεύθερος. διὸ καὶ ἀπωθοῦνται 3
τὸν μέσον οἱ ἄκροι ἑκάτερος πρὸς ἑκάτερον, καὶ καλοῦσι
τὸν ἀνδρεῖον ὁ μὲν δειλὸς θρασὺν ὁ δὲ θρασὺς δειλόν, καὶ
ἐπὶ τῶν ἄλλων ἀνάλογον. οὕτως δὲ ἀντικειμένων ἀλλήλοις 4
τούτων, πλείστη ἐναντιότης ἐστὶν τοῖς ἄκροις πρὸς ἄλληλα ἢ
πρὸς τὸ μέσον· πορρωτέρω γὰρ ταῦτα ἀφέστηκεν ἀλλήλων
ἢ τοῦ μέσου, ὥσπερ τὸ μέγα τοῦ μικροῦ καὶ τὸ μικρὸν
τοῦ μεγάλου ἢ ἄμφω τοῦ ἴσου. ἔτι πρὸς μὲν τὸ μέσον 5
ἐνίοις ἄκροις ὁμοιότης τις φαίνεται, ὡς τῇ θρασύτητι πρὸς
τὴν ἀνδρείαν καὶ τῇ ἀσωτίᾳ πρὸς τὴν ἐλευθεριότητα· τοῖς
δὲ ἄκροις πρὸς ἄλληλα πλείστη ἀνομοιότης. τὰ δὲ πλεῖ-
στον ἀπέχοντα ἀλλήλων ἐναντία ὁρίζονται, ὥστε καὶ μᾶλ-
λον ἐναντία τὰ πλεῖον ἀπέχοντα. πρὸς δὲ τὸ μέσον ἀν- 6
1109a τίκειται μᾶλλον ἐφ' ὧν μὲν ἡ ἔλλειψις ἐφ' ὧν δὲ ἡ
ὑπερβολή, οἷον ἀνδρείᾳ μὲν οὐχ ἡ θρασύτης ὑπερβολὴ
οὖσα, ἀλλ' ἡ δειλία ἔλλειψις οὖσα, τῇ δὲ σωφροσύνῃ
οὐχ ἡ ἀναισθησία, ἔνδεια οὖσα, ἀλλ' ἡ ἀκολασία, ὑπερ-
βολὴ οὖσα. διὰ δύο δ' αἰτίας τοῦτο συμβαίνει, μίαν 7
μὲν τὴν ἐξ αὐτοῦ τοῦ πράγματος· τῷ γὰρ ἐγγύτερον εἶναι
καὶ ὁμοιότερον τὸ ἕτερον ἄκρον τῷ μέσῳ, οὐ τοῦτο ἀλλὰ
τοὐναντίον ἀντιτίθεμεν μᾶλλον, οἷον ἐπεὶ ὁμοιότερον εἶναι
δοκεῖ τῇ ἀνδρείᾳ ἡ θρασύτης καὶ ἐγγύτερον, ἀνομοιότερον
δ' ἡ δειλία, ταύτην μᾶλλον ἀντιτίθεμεν· τὰ γὰρ ἀπέ-

27. πλείστη $K^b L^b M^b O^b$: πλείων Γ edd. ‖ ἐναντιότης τούτων ἐστὶ M^b ‖ 30. μὲν τὸ] τὸν $K^b M^b$ ‖ 34. ἀπέχοντα ἀπ' ἀλλήλων K^b ‖ 1109a, 1. ἡ post δὲ om. K^b.

(VIII)

8 χοντα πλεῖον τοῦ μέσου ἐναντιώτερα δοκεῖ εἶναι. μία μὲν οὖν αἰτία αὕτη, ἐξ αὐτοῦ τοῦ πράγματος, ἑτέρα δὲ ἐξ ἡμῶν αὐτῶν· πρὸς ἃ γὰρ αὐτοὶ μᾶλλον πεφύκαμέν πως, ταῦτα μᾶλλον ἐναντία τῷ μέσῳ φαίνεται. οἷον αὐτοὶ μᾶλλον πεφύκαμεν πρὸς τὰς ἡδονάς, διὸ εὐκατάφοροί ἐσμεν μᾶλλον πρὸς ἀκολασίαν ἢ πρὸς κοσμιότητα. ταῦτ' οὖν μᾶλλον ἐναντία λέγομεν, πρὸς ἃ ἡ ἐπίδοσις μᾶλλον γίνεται· καὶ διὰ τοῦτο ἡ ἀκολασία ὑπερβολὴ οὖσα ἐναντιωτέρα ἐστὶν τῇ σωφροσύνῃ.

IX ὅτι μὲν οὖν ἐστιν ἡ ἀρετὴ ἡ ἠθικὴ μεσότης, καὶ πῶς, 9
καὶ ὅτι μεσότης δύο κακιῶν, τῆς μὲν καθ' ὑπερβολὴν τῆς 21
δὲ κατ' ἔλλειψιν, καὶ ὅτι τοιαύτη ἐστὶν διὰ τὸ στοχαστικὴ τοῦ μέσου εἶναι τοῦ ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσιν, ἱκα-
2 νῶς εἴρηται. διὸ καὶ ἔργον ἐστὶ σπουδαῖον εἶναι· ἐν ἑκάστῳ γὰρ τὸ μέσον λαβεῖν ἔργον, οἷον κύκλου τὸ μέσον οὐ παντὸς ἀλλὰ τοῦ εἰδότος. οὕτως δὲ καὶ τὸ μὲν ὀργισθῆναι παντὸς καὶ ῥᾴδιον, καὶ τὸ δοῦναι ἀργύριον καὶ δαπανῆσαι· τὸ δ' ᾧ καὶ ὅσον καὶ ὅτε καὶ οὗ ἕνεκα καὶ ὥς, οὐκέτι παντὸς οὐδὲ ῥᾴδιον· διόπερ τὸ εὖ καὶ σπάνιον καὶ ἐπαινετὸν καὶ
3 καλόν. διὸ δεῖ τὸν στοχαζόμενον τοῦ μέσου πρῶτον μὲν ἀποχωρεῖν τοῦ μᾶλλον ἐναντίου, καθάπερ καὶ ἡ Καλυψὼ παραινεῖ

τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
νῆα,

τῶν γὰρ ἄκρων τὸ μέν ἐστιν ἁμαρτωλότερον τὸ δ' ἧττον·
4 ἐπεὶ οὖν τοῦ μέσου τυχεῖν ἄκρως χαλεπόν, κατὰ τὸν δεύ-

13. ἐχομέν πως pr. K^b, ῥέπομέν πως suspicatur Bywater ‖ 14. φέρεται K^b ‖ 15. μᾶλλον om. K^b M^b (L^b O^b?), add. Turnebus ‖ 16. ἢ πρὸς κοσμιότητα secl. Spengel ‖ 17. μᾶλλον om. K^b M^b ‖ 18. τῆς σωφροσύνης K^b ‖ 23. ἐν post καὶ add. K^b ‖ 26. δὴ L^b O^b ‖ 28. δεῖ post ᾧ add. Ramsauer ‖ οὐκ ἔστι M^b ‖ 29. διόπερ] ὅπερ ἐστὶ L^b M^b O^b ‖ 31. παρήνει L^b M^b O^b ‖ 32. μὲν extat in K^b.

(IX)

τερόν φασι πλοῦν τὰ ἐλάχιστα ληπτέον τῶν κακῶν· τοῦτο
1109b δ' ἔσται μάλιστα τοῦτον τὸν τρόπον ὃν λέγομεν. σκοπεῖν δὲ
δεῖ πρὸς ἃ καὶ αὐτοὶ εὐκατάφοροι ἐσμέν (ἄλλοι γὰρ
πρὸς ἄλλα πεφύκαμεν)· τοῦτο δ' ἔσται γνώριμον ἐκ τῆς
ἡδονῆς καὶ τῆς λύπης τῆς γινομένης περὶ ἡμᾶς. εἰς τοὐναν- 5
τίον δ' ἑαυτοὺς ἀφέλκειν δεῖ· πολὺ γὰρ ἀπάγοντες τοῦ
ἁμαρτάνειν, εἰς τὸ μέσον ἥξομεν, ὅπερ οἱ τὰ διεστραμμένα
τῶν ξύλων ὀρθοῦντες ποιοῦσιν. ἐν παντὶ δὲ μάλιστα φυλα- 6
κτέον τὸ ἡδὺ καὶ τὴν ἡδονήν· οὐ γὰρ ἀδέκαστοι κρίνομεν
αὐτήν. ὅπερ οὖν οἱ δημογέροντες ἔπαθον πρὸς τὴν Ἑλένην,
τοῦτο δεῖ παθεῖν καὶ ἡμᾶς πρὸς τὴν ἡδονήν, καὶ ἐν πᾶσιν
τὴν ἐκείνων ἐπιλέγειν φωνήν· οὕτω γὰρ αὐτὴν ἀποπεμπό-
μενοι ἧττον ἁμαρτησόμεθα. ταῦτ' οὖν ποιοῦντες, ὡς ἐν κε- 7
φαλαίῳ εἰπεῖν, μάλιστα δυνησόμεθα τοῦ μέσου τυγχάνειν.
χαλεπὸν δ' ἴσως τοῦτο, καὶ μάλιστ' ἐν τοῖς καθ' ἕκαστον· οὐ
γὰρ ῥᾴδιον διορίσαι πῶς καὶ τίσιν καὶ ἐπὶ ποίοις καὶ πό-
σον χρόνον ὀργιστέον· καὶ γὰρ ἡμεῖς ὁτὲ μὲν τοὺς ἐλλείπον-
τας ἐπαινοῦμεν καὶ ‘πράους’ φαμέν, ὁτὲ δὲ τοὺς χαλεπαί-
νοντας ‘ἀνδρώδεις’ ἀποκαλοῦντες. ἀλλ' ὁ μὲν μικρὸν τοῦ εὖ 8
παρεκβαίνων οὐ ψέγεται, οὔτ' ἐπὶ τὸ μᾶλλον οὔτ' ἐπὶ τὸ
ἧττον, ὁ δὲ πλέον· οὗτος γὰρ οὐ λανθάνει. ὁ δὲ μέχρι τίνος
καὶ ἐπὶ πόσον ψεκτὸς οὐ ῥᾴδιον τῷ λόγῳ ἀφορίσαι· οὐδὲ
γὰρ ἄλλο οὐδὲν τῶν αἰσθητῶν· τὰ δὲ τοιαῦτα ἐν τοῖς καθ'
ἕκαστα, καὶ ἐν τῇ αἰσθήσει ἡ κρίσις. τὸ μὲν ἄρα τοσοῦτο 9
δηλοῖ ὅτι ἡ μέση ἕξις ἐν πᾶσιν ἐπαινετή, ἀποκλίνειν δὲ
δεῖ ὁτὲ μὲν ἐπὶ τὴν ὑπερβολὴν ὁτὲ δ' ἐπὶ τὴν ἔλλειψιν·
οὕτω γὰρ ῥᾷστα τοῦ μέσου καὶ τοῦ εὖ τευξόμεθα.

1109b, 1. *ἐστὶ* K^b ‖ 2. *δεῖ καὶ πρὸς ἃ αὐτοὶ* M^b ‖ 5. *δ' ἑαυτοὺς* om. K^b ‖ *ἀπαγαγόντες* $L^b O^b$ ‖ 15. *πῶς*] *καὶ πῶς* $K^b L^b$ ‖ 18. *ἀποκαλοῦντες* K^b: *ἀποκαλοῦμεν* $L^b O^b$, *ἐπικαλοῦμεν* M^b ‖ 25. *τοτὲ — τοτὲ* $L^b M^b O^b$.

Γ.

Γ 1 τῆς ἀρετῆς δὴ περὶ πάθη τε καὶ πράξεις οὔσης, καὶ
ἐπὶ μὲν τοῖς ἑκουσίοις ἐπαίνων καὶ ψόγων γινομένων, ἐπὶ
δὲ τοῖς ἀκουσίοις συγγνώμης, ἐνίοτε δὲ καὶ ἐλέου, τὸ ἑκού-
σιον καὶ τὸ ἀκούσιον ἀναγκαῖον ἴσως διορίσαι τοῖς περὶ ἀρετῆς
2 ἐπισκοποῦσιν, χρήσιμον δὲ καὶ τοῖς νομοθετοῦσι πρός τε τὰς
τιμὰς καὶ τὰς κολάσεις.

3 δοκεῖ δὲ ἀκούσια εἶναι τὰ βίᾳ ἢ δι' ἄγνοιαν γιγνόμενα.
βίαιον δὲ οὗ ἡ ἀρχὴ ἔξωθεν, τοιαύτη οὖσα ἐν ᾗ μηδὲν συμβάλ-
λεται ὁ πράττων ἢ ὁ πάσχων, οἷον εἰ πνεῦμα κομίσαι ποι
4 ἢ ἄνθρωποι κύριοι ὄντες. ὅσα δὲ διὰ φόβον μειζόνων κακῶν
πράττεται ἢ διὰ καλόν τι, οἷον εἰ τύραννος προστάττοι αἰσχρόν
τι πρᾶξαι κύριος ὢν γονέων καὶ τέκνων, καὶ πράξαντος μὲν σῴ-
ζοιντο μὴ πράξαντος δ' ἀποθνήσκοιεν, ἀμφισβήτησιν ἔχει πότε-
5 ρον ἀκούσιά ἐστιν ἢ ἑκούσια. τοιοῦτον δέ τι συμβαίνει καὶ περὶ
τὰς ἐν τοῖς χειμῶσιν ἐκβολάς· ἁπλῶς μὲν γὰρ οὐδεὶς ἀπο-
βάλλεται ἑκών, ἐπὶ σωτηρίᾳ δὲ αὑτοῦ καὶ τῶν λοιπῶν
6 ἅπαντες οἱ νοῦν ἔχοντες. μικταὶ μὲν οὖν εἰσιν αἱ τοιαῦται
πράξεις, ἐοίκασι δὲ μᾶλλον ἑκουσίοις. αἱρεταὶ γάρ εἰσιν
τότε ὅτε πράττονται· τὸ δὲ τέλος τῆς πράξεως κατὰ τὸν
καιρόν ἐστι. καὶ τὸ ἑκούσιον δὴ καὶ τὸ ἀκούσιον, ὅτε πράτ-
τει, λεκτέον· πράττει δὲ ἑκών· καὶ γὰρ ἡ ἀρχὴ τοῦ κινεῖν
τὰ ὀργανικὰ μέρη ἐν ταῖς τοιαύταις πράξεσιν ἐν αὐτῷ
ἐστίν· ὧν δ' ἐν αὐτῷ ἡ ἀρχή, ἐπ' αὐτῷ καὶ τὸ πράττειν

30. δὲ Susemihl cum Aldina ‖ 31. ἐπὶ — ἐπὶ] ἐν — ἐν $L^b M^b O^b$ ‖ 32. δὲ ante καὶ om. $L^b M^b O^b$ ‖ 33. τὸ add. K^b ‖ 1110 a, 1. δὴ codices Lambini ‖ 3. κινήσει M^b ‖ 6. καὶ τέκνων om. K^b ‖ πράξαντες M^b et rc. K^b ‖ 8. τι om. $K^b L^b M^b$ ‖ 11. εἰσὶν om. K^b ‖ 14. ἀκούσιον δὴ καὶ τὸ ἑκούσιον $L^b M^b$ ‖ 15. δὴ Susemihl, τοίνυν Heliodorus.

(I)
καὶ μή. ἑκούσια δὴ τὰ τοιαῦτα, ἁπλῶς δὲ ἴσως ἀκούσια·
οὐδεὶς γὰρ ἂν ἕλοιτο καθ' αὑτὸ τῶν τοιούτων οὐδέν. ἐπὶ ταῖς 7
πράξεσιν δὲ ταῖς τοιαύταις ἐνιότε καὶ ἐπαινοῦνται, ὅταν
αἰσχρόν τι ἢ λυπηρὸν ὑπομένωσι ἀντὶ μεγάλων καὶ κα-
λῶν· ἂν δὲ ἀνάπαλιν, ψέγονται, τὰ γὰρ αἴσχισθ' ὑπομεῖ-
ναι ἐπὶ μηδενὶ καλῷ ἢ μετρίῳ φαύλου. ἐπ' ἐνίοις δ' ἔπαι-
νος μὲν οὐ γίνεται, συγγνώμη δ', ὅταν διὰ τοιαῦτα πράξῃ
τις ἃ μὴ δεῖ, ἃ τὴν ἀνθρωπίνην φύσιν ὑπερτείνει καὶ μη-
δεὶς ἂν ὑπομείναι. ἔνια δ' ἴσως οὐκ ἔστιν ἀναγκασθῆναι, 8
ἀλλὰ μᾶλλον ἀποθανετέον παθόντι τὰ δεινότατα· καὶ
γὰρ τὸν Εὐριπίδου Ἀλκμαίωνα γελοῖα φαίνεται τὰ ἀναγ-
κάσαντα μητροκτονῆσαι. ἔστι δὲ χαλεπὸν ἐνίοτε διακρῖναι 9
ποῖον ἀντὶ ποίου αἱρετέον καὶ τί ἀντὶ τίνος ὑπομενετέον, ἔτι
δὲ χαλεπώτερον ἐμμεῖναι τοῖς γνωσθεῖσιν· ὡς γὰρ ἐπὶ τὸ
πολύ ἐστιν τὰ μὲν προσδοκώμενα λυπηρά, ἃ δὲ ἀναγκάζον-
ται αἰσχρά, ὅθεν ἔπαινοι καὶ ψόγοι γίνονται περὶ τοὺς
1110b ἀναγκασθέντας ἢ μή. τὰ δὴ ποῖα φατέον βίαια; ἢ ἁπλῶς 10
μέν, ὁπότ' ἂν ἡ αἰτία ἐν τοῖς ἐκτὸς ᾖ καὶ ὁ πράττων μη-
δὲν συμβάλληται; ἃ δὲ καθ' αὑτὰ μὲν ἀκούσιά ἐστιν, νῦν
δὲ καὶ ἀντὶ τῶνδε αἱρετά, καὶ ἡ ἀρχὴ ἐν τῷ πράττοντι,
καθ' αὑτὰ μὲν ἀκούσιά ἐστιν, νῦν δὲ καὶ ἀντὶ τῶνδε ἑκούσια.
μᾶλλον δ' ἔοικεν ἑκουσίοις· αἱ γὰρ πράξεις ἐν τοῖς καθ'
ἕκαστα, ταῦτα δὲ ἑκούσια. ποῖα δ' ἀντὶ ποίων αἱρετέον, οὐ
ῥᾴδιον ἀποδοῦναι· πολλαὶ γὰρ διαφοραί εἰσιν ἐν τοῖς καθ'
ἕκαστα. εἰ δέ τις τὰ ἡδέα καὶ τὰ καλὰ φαίη βίαια 11

21. ἢ] καὶ K^b ‖ 24. διὰ τὰ τοιαῦτα M^b, διὰ ταῦτα L^b ‖ 25. μὴ δεῖ ἃ om. pr. K^b ‖ ὑπερτείνει post 26. ὑπομεῖναι $L^b M^b$ ‖ 27. παθόντα $L^b M^b O^b$ ‖ 29. τὸ κρῖναι $L^b O^b$ ‖ 32. τὰ δ' ἀναγκάζοντα M^b ‖ 1110b, 2. τοῖς] τῶι K^b ‖ 4. αἱρετά — 7. ταῦτα om. M^b ‖ 9. τὰ καλὰ καὶ τὰ ἡδέα L^b, τὰ ἡδέα $M^b O^b$.

(I)
εἶναι (ἀναγκάζειν γὰρ ἔξω ὄντα), πάντα ἂν εἴη οὕτω
βίαια· τούτων γὰρ χάριν πάντες πάντα πράττουσιν. καὶ οἱ
μὲν βίᾳ καὶ ἄκοντες λυπηρῶς, οἱ δὲ διὰ τὸ ἡδὺ καὶ κα-
λὸν μεθ' ἡδονῆς. γελοῖον δὴ τὸ αἰτιᾶσθαι τὰ ἐκτός, ἀλλὰ
μὴ αὑτὸν εὐθήρατον ὄντα ὑπὸ τῶν τοιούτων, καὶ τῶν μὲν
12 καλῶν ἑαυτόν, τῶν δ' αἰσχρῶν τὰ ἡδέα. ἔοικεν δὴ τὸ
βίαιον εἶναι οὗ ἔξωθεν ἡ ἀρχή, μηδὲν συμβαλλομένου τοῦ
βιασθέντος.

13 τὸ δὲ δι' ἄγνοιαν οὐχ ἑκούσιον μὲν ἅπαν ἐστίν, ἀκού- 2
σιον δὲ τὸ ἐπίλυπον καὶ ἐν μεταμελείᾳ· ὁ γὰρ δι' ἄγνοιαν
πράξας ὁτιοῦν, μηδέν τι δυσχεραίνων ἐπὶ τῇ πράξει, ἑκὼν
μὲν οὐ πέπραχεν, ὅ γε μὴ ᾔδει, οὐδ' αὖ ἄκων, μὴ λυπού-
μενός γε. τοῦ δὴ δι' ἄγνοιαν ὁ μὲν ἐν μεταμελείᾳ ἄκων
δοκεῖ, ὁ δὲ μὴ μεταμελόμενος, ἐπεὶ ἕτερος, ἔστω οὐχ ἑκών·
14 ἐπεὶ γὰρ διαφέρει, βέλτιον ὄνομα ἔχειν ἴδιον. ἕτερον δ'
ἔοικεν καὶ τὸ δι' ἄγνοιαν πράττειν τοῦ ἀγνοοῦντα ποιεῖν· ὁ
γὰρ μεθύων ἢ ὀργιζόμενος οὐ δοκεῖ δι' ἄγνοιαν πράττειν
ἀλλὰ διά τι τῶν εἰρημένων, οὐκ εἰδὼς δὲ ἀλλ' ἀγνοῶν.
ἀγνοεῖ μὲν οὖν πᾶς ὁ μοχθηρὸς ἃ δεῖ πράττειν καὶ ὧν
ἀφεκτέον, καὶ διὰ τὴν τοιαύτην ἁμαρτίαν ἄδικοι καὶ ὅλως
15 κακοὶ γίνονται· τὸ δ' ἀκούσιον βούλεται λέγεσθαι οὐκ εἴ τις
ἀγνοεῖ τὰ συμφέροντα. οὐ γὰρ ἡ ἐν τῇ προαιρέσει ἄγνοια
αἰτία τοῦ ἀκουσίου ἀλλὰ τῆς μοχθηρίας, οὐδὲ ἡ καθόλου
(ψέγονται γὰρ διά γε ταύτην), ἀλλ' ἡ καθ' ἕκαστα, ἐν
οἷς καὶ περὶ ἃ ἡ πρᾶξις· ἐν τούτοις γὰρ καὶ ἔλεος καὶ 1111a

10. ἀναγκάζει K^b ‖ πάντα καλὰ εἴη ἂν L^b, καὶ τὰ καλὰ πάντα εἴη ἂν M^b ‖ αὐτῷ $K^b L^b M^b$, οὕτως αὐτῷ Susemihl ‖ 12. ἡδὺ καὶ] ἡδὺ ἢ $L^b M^b$, ἡδὺ O^b ‖ 13. δὲ $K^b O^b$ ‖ 20. τι K^b: δὲ $L^b O^b$, om. M^b ‖ 25. τοῦ ἀγνοοῦντα ποιεῖν] τοὺς ἀγνοοῦντας (ἀγνοούντως rc. K^b) omisso ποιεῖν K^b ‖ 31. τὰ συμφέροντα K^b Asp.: τὸ συμφέρον vulg. ‖ 1111a, 1. καὶ post γὰρ om. $L^b M^b$.

(I)

συγγνώμη· ὁ γὰρ τούτων τι ἀγνοῶν ἀκουσίως πράττει.
ἴσως οὖν οὐ χεῖρον διορίσαι αὐτά, τίνα καὶ πόσα ἐστίν, τίς 16
τε δὴ καὶ τί καὶ περὶ τί ἢ ἐν τίνι πράττει, ἐνίοτε δὲ καὶ
τίνι (οἷον ὀργάνῳ) καὶ ἕνεκα τίνος (οἷον σωτηρίας) καὶ πῶς,
(οἷον ἠρέμα ἢ σφόδρα). ἅπαντα μὲν οὖν ταῦτα οὐδεὶς ἂν 17
ἀγνοήσειεν μὴ μαινόμενος, δῆλον δ' ὡς οὐδὲ τὸν πράττοντα·
πῶς γὰρ ἑαυτόν γε; ὃ δὲ πράττει ἀγνοήσειεν ἄν τις, οἷον
λέγοντές φασιν ἐκπεσεῖν αὐτούς, ἢ οὐκ εἰδέναι ὅτι ἀπόρρητα
ἦν, ὥσπερ Αἰσχύλος τὰ μυστικά, ἢ δεῖξαι βουλόμενος
ἀφεῖναι, ὡς ὁ τὸν καταπέλτην. οἰηθείη δ' ἄν τις καὶ τὸν
υἱὸν πολέμιον εἶναι ὥσπερ ἡ Μερόπη, καὶ ἐσφαιρῶσθαι
τὸ λελογχωμένον δόρυ, ἢ τὸν λίθον κίσσηριν εἶναι· καὶ ἐπὶ
σωτηρίᾳ πίσας ἀποκτεῖναι ἄν· καὶ θῖξαι βουλόμενος,
ὥσπερ οἱ ἀκροχειριζόμενοι, πατάξειεν ἄν. περὶ πάντα δὴ 18
ταῦτα τῆς ἀγνοίας οὔσης ἐν οἷς ἡ πρᾶξις, ὁ τούτων τι
ἀγνοήσας ἄκων δοκεῖ πεπραχέναι, καὶ μάλιστα ἐν τοῖς
κυριωτάτοις· κυριώτατα δ' εἶναι δοκεῖ ἐν οἷς ἡ πρᾶξις καὶ
οὗ ἕνεκα. τοῦ δὴ κατὰ τὴν τοιαύτην ἄγνοιαν ἀκουσίου 19
λεγομένου ἔτι δεῖ τὴν πρᾶξιν λυπηρὰν εἶναι καὶ ἐν μεταμελείᾳ.

3 ὄντος δ' ἀκουσίου τοῦ βίᾳ καὶ δι' ἄγνοιαν, τὸ ἑκού- 20
σιον δόξειεν ἂν εἶναι οὗ ἡ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ καθ'
ἕκαστα ἐν οἷς ἡ πρᾶξις. ἴσως γὰρ οὐ καλῶς λέγεται ἀκού- 21

4. καὶ post τί om. K^b ‖ 8. ἑαυτόν γε ὅ τε O^b, ὃ δὲ (δι' corr.[2]) ἑαυτόν γε K^b ‖ ὃ — 10. ἦν om. M^b ‖ 9. λέγοντας Ramsauer et (ut videtur) Hel. ‖ ἐκπέμπειν K^b ‖ αὐτοὺς Ald., αὐτοῖς Lambinus ‖ 10. ἢ om. K^b ‖ 13. λελογχευμένον Ald. et rc. M^b ‖ 14. πίσας Bernays (cf. E. E. 1225 b, 4): παίσας $K^b L^b O^b$, σπεύσας M^b, ποτίσας Bonitz Ind. Ar. s. v. παίειν et ποτίζειν, πέμψας Hel. ‖ θῖξαι codices Turnebi: δεῖξαι vulg., δράξαι Ridgeway ‖ 16. ἐν οἷς ἡ πρᾶξις secl. Ramsauer ‖ ὁ — 18. πρᾶξις om. K^b ‖ 17. πεπραχέναι — 18. δοκεῖ om. M^b ‖ 19. δὲ Thurot ‖ αὐτὴν M^b.

(I)
22 σια εἶναι τὰ διὰ θυμὸν ἢ δι' ἐπιθυμίαν. πρῶτον μὲν γὰρ
οὐδὲν ἔτι τῶν ἄλλων ζῴων ἑκουσίως πράξει, οὐδ' οἱ παῖδες·
23 εἶτα πότερον οὐδὲν ἑκουσίως πράττομεν τῶν δι' ἐπιθυμίαν
ἢ θυμόν, ἢ τὰ καλὰ μὲν ἑκουσίως τὰ δ' αἰσχρὰ ἀκου-
24 σίως; ἢ γελοῖον, ἑνός γε αἰτίου ὄντος; ἄτοπον δὲ ἴσως τὸ
ἀκούσια φάναι ὧν δεῖ ὀρέγεσθαι· δεῖ δὲ καὶ ὀργίζεσθαι
ἐπί τισι καὶ ἐπιθυμεῖν τινῶν, οἷον ὑγιείας καὶ μαθήσεως.
25 δοκεῖ δὲ καὶ τὰ μὲν ἀκούσια λυπηρὰ εἶναι, τὰ δὲ κατ' ἐπι-
26 θυμίαν ἡδέα. ἔτι δὲ τί διαφέρει τῷ ἀκούσια εἶναι τὰ κατὰ
λογισμὸν ἢ θυμὸν ἁμαρτηθέντα; φευκτὰ μὲν γὰρ ἄμφω,
27 δοκεῖ δὲ οὐχ ἧττον ἀνθρωπικὰ εἶναι τὰ ἄλογα [πάθη], ὥστε
καὶ αἱ πράξεις τοῦ ἀνθρώπου ἀπὸ θυμοῦ καὶ ἐπιθυμίας·
ἄτοπον δὴ τὸ τιθέναι ἀκούσια ταῦτα.

II διωρισμένων δὲ τοῦ τε ἑκουσίου καὶ τοῦ ἀκουσίου, περὶ
προαιρέσεως ἕπεται διελθεῖν· οἰκειότατον γὰρ εἶναι δοκεῖ
2 τῇ ἀρετῇ καὶ μᾶλλον τὰ ἤθη κρίνειν τῶν πράξεων. — ἡ
προαίρεσις δὴ ἑκούσιον μὲν φαίνεται, οὐ ταὐτὸν δέ, ἀλλ'
ἐπὶ πλέον τὸ ἑκούσιον· τοῦ μὲν γὰρ ἑκουσίου καὶ παῖδες καὶ
τὰ ἄλλα ζῷα κοινωνεῖ, προαιρέσεως δ' οὔ, καὶ τὰ ἐξαίφνης
3 ἑκούσια μὲν λέγομεν, κατὰ προαίρεσιν δ' οὔ. — οἱ δὲ λέγοντες
αὐτὴν ἐπιθυμίαν ἢ θυμὸν ἢ βούλησιν ἤ τινα δόξαν οὐκ ἐοί-
κασιν ὀρθῶς λέγειν. οὐ γὰρ κοινὸν ἡ προαίρεσις καὶ τῶν
4 ἀλόγων, ἐπιθυμία δὲ καὶ θυμός. καὶ ὁ ἀκρατὴς ἐπι-
θυμῶν μὲν πράττει, προαιρούμενος δ' οὔ· ὁ ἐγκρατὴς δ' ἀνά-
5 παλιν προαιρούμενος μέν, ἐπιθυμῶν δ' οὔ. καὶ προαιρέσει

25. δι' om. K^b ‖ 26. ἔτι om. K^b ‖ 28. ἢ θυμόν] καὶ θυμόν K^b ‖ 29. τὸ om. K^b ‖ 32. καὶ add. K^b ‖ 1111b, 1. πάθη om. pr. K^b ‖ ὥστε καὶ αἱ K^b: αἱ δὲ vulg. ‖ 2. ἀπὸ — ἐπιθυμίας om. K^b, servanda censet Susemihl praemisso αἱ ‖ 6. κρῖναι τῶν πράξεων M^b, τῶν πράξεων κρίνειν K^b ‖ 7. δὴ] δὲ $L^bM^bO^b$ ‖ 10. δὴ K^b ‖ 12. καὶ om. K^b ‖ 14. οὐ· καὶ ὁ K^b.

(II)
μὲν ἐπιθυμία ἐναντιοῦται, ἐπιθυμίᾳ δ' ἐπιθυμία οὔ. καὶ ἡ
μὲν ἐπιθυμία ἡδέος καὶ ἐπιλύπου, ἡ προαίρεσις δ' οὔτε λυ-
πηροῦ οὔθ' ἡδέος. — θυμὸς δ' ἔτι ἧττον· ἥκιστα γὰρ τὰ διὰ 6
θυμὸν κατὰ προαίρεσιν εἶναι δοκεῖ. — ἀλλὰ μὴν οὐδὲ βούλησίς 7
γε, καίπερ σύνεγγυς φαινόμενον. προαίρεσις μὲν γὰρ οὐκ
ἔστιν τῶν ἀδυνάτων, καὶ εἴ τις φαίη προαιρεῖσθαι, δοκοίη
ἂν ἠλίθιος εἶναι· βούλησις δ' ἐστὶν τῶν ἀδυνάτων, οἷον ἀθα-
νασίας. καὶ ἡ μὲν βούλησίς ἐστιν καὶ περὶ τὰ μηδαμῶς δι' 8
αὑτοῦ πραχθέντα ἄν, οἷον ὑποκριτήν τινα νικᾶν ἢ ἀθλητήν·
προαιρεῖται δὲ τὰ τοιαῦτα οὐδείς, ἀλλ' ὅσα οἴεται γενέσθαι
ἂν δι' αὑτοῦ. ἔτι δὲ ἡ μὲν βούλησις τοῦ τέλους ἐστὶ μᾶλλον, 9
ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος, οἷον ὑγιαίνειν βουλόμεθα,
προαιρούμεθα δὲ δι' ὧν ὑγιανοῦμεν, καὶ εὐδαιμονεῖν βουλό-
μεθα μὲν καὶ φαμέν, προαιρούμεθα δὲ λέγειν οὐχ ἁρμόζει· ὅλως
γὰρ ἔοικεν ἡ προαίρεσις περὶ τὰ ἐφ' ἡμῖν εἶναι. — οὐδὲ δὴ 10
δόξα ἂν εἴη. ἡ μὲν γὰρ δόξα δοκεῖ περὶ πάντα εἶναι,
καὶ οὐδὲν ἧττον περὶ τὰ ἀίδια καὶ τὰ ἀδύνατα ἢ τὰ ἐφ'
ἡμῖν· καὶ τῷ ψευδεῖ καὶ ἀληθεῖ διαιρεῖται, οὐ τῷ κακῷ
καὶ ἀγαθῷ, ἡ προαίρεσις δὲ τούτοις μᾶλλον. — ὅλως μὲν οὖν
1112a *δόξῃ ταὐτὸν ἴσως οὐδὲ λέγει οὐδείς· ἀλλ' οὐδὲ τινί. τῷ γὰρ* 11
προαιρεῖσθαι τἀγαθὰ ἢ τὰ κακὰ ποιοί τινές ἐσμεν, τῷ δὲ
δοξάζειν οὔ. καὶ προαιρούμεθα μὲν λαβεῖν ἢ φυγεῖν ἤ τι 12
τῶν τοιούτων, δοξάζομεν δὲ τί ἐστιν ἢ τίνι συμφέρει ἢ πῶς·
λαβεῖν δὲ ἢ φυγεῖν οὐ πάνυ δοξάζομεν. καὶ ἡ μὲν προ- 13
αίρεσις ἐπαινεῖται τῷ εἶναι οὗ δεῖ μᾶλλον ἢ τῷ ὀρθῶς, ἡ
δὲ δόξα τῷ ὡς ἀληθῶς. καὶ προαιρούμεθα μὲν ἃ μάλιστα
ἴσμεν ἀγαθὰ ὄντα, δοξάζομεν δὲ ἃ οὐ πάνυ ἴσμεν. δοκοῦσί 14

16. *ἐπιθυμία δὲ ἐπιθυμίαι* Kᵇ ‖ 18. *διὰ* Oᵇ et corr.[1] Kᵇ: *κατὰ* LᵇMᵇ et pr. Kᵇ ‖ 25. *οἴεται ἂν γενέσθαι* Lᵇ, *ἂν δοκεῖ γίνεσθαι* Mᵇ ‖ 28. *ὑγιαίνομεν* Kᵇ ‖ 30. *ὑφ' ἡμᾶς* Kᵇ ‖ 1112a, 1. *ἄλλωι δὲ* Kᵇ ‖ 3. *ἢ* ante *τι* om. Kᵇ ‖ 4. *τί*] *ὅτι* Kᵇ ‖ 7. *ὡς* om. LᵇMᵇ ‖ 8. *ἴσμεν*] *μὲν ἴσμεν* Kᵇ.

(II)
τε οὐχ οἱ αὐτοὶ προαιρεῖσθαί τε ἄριστα καὶ δοξάζειν, ἀλλ'
ἔνιοι δοξάζειν μὲν ἄμεινον, διὰ κακίαν δ' αἱρεῖσθαι οὐχ ἃ
15 δεῖ. εἰ δὲ προγίνεται δόξα τῆς προαιρέσεως ἢ παρακολου-
θεῖ, οὐδὲν διαφέρει· οὐ τοῦτο γὰρ σκοποῦμεν, ἀλλ' εἰ ταὐτόν
16 ἐστιν δόξῃ τινί. — τί οὖν ἢ ποῖόν τι ἐστίν, ἐπειδὴ τῶν εἰρη-
μένων οὐδέν; ἑκούσιον μὲν δὴ φαίνεται, τὸ δὲ ἑκούσιον οὐ πᾶν
17 προαιρετόν. ἀλλ' ἆρά γε τὸ προβεβουλευμένον; ἡ γὰρ προ-
αίρεσις μετὰ λόγου καὶ διανοίας. ὑποσημαίνειν δ' ἔοικεν
καὶ τοὔνομα ὡς ὂν πρὸ ἑτέρων αἱρετόν.

III βουλεύονται δὲ πότερα περὶ πάντων, καὶ πᾶν βουλευ-
2 τόν ἐστιν, ἢ περὶ ἐνίων οὐκ ἔστι βουλή; λεκτέον δὲ ἴσως ⌜βου-
λευτὸν⌝ οὐχ ὑπὲρ οὗ βουλεύσαιτ' ἄν τις ἠλίθιος ἢ μαινόμενος,
3 ἀλλ' ὑπὲρ ὧν ὁ νοῦν ἔχων. — περὶ δὲ τῶν ἀιδίων οὐδεὶς βου-
λεύεται, οἷον περὶ τοῦ κόσμου ἢ τῆς διαμέτρου καὶ τῆς
4 πλευρᾶς, ὅτι ἀσύμμετροι. — ἀλλ' οὐδὲ περὶ τῶν ἐν κινήσει,
ἀεὶ δὲ κατὰ ταὐτὰ γινομένων, εἴτ' ἐξ ἀνάγκης εἴτε καὶ
φύσει ἢ διά τινα αἰτίαν ἄλλην, οἷον τροπῶν καὶ ἀνατο-
5 λῶν. — οὐδὲ περὶ τῶν ἄλλοτε ἄλλως, οἷον αὐχμῶν καὶ ὄμ-
βρων. — οὐδὲ περὶ τῶν ἀπὸ τύχης, οἷον θησαυροῦ εὑρέσεως. —
6 ἀλλ' οὐδὲ περὶ τῶν ἀνθρωπικῶν πάντων, οἷον πῶς ἂν Σκύ-
θαι ἄριστα πολιτεύοιντο οὐδεὶς Λακεδαιμονίων βουλεύεται,
7 οὐ γὰρ γένοιτ' ἂν τούτων οὐδὲν δι' ἡμῶν. — βουλευόμεθα δὲ
περὶ τῶν ἐφ' ἡμῖν καὶ πρακτῶν· ταῦτα δὲ καὶ ἔστιν λοιπά.
αἰτίαι γὰρ δοκοῦσιν εἶναι φύσις καὶ ἀνάγκη καὶ τύχη, ἔτι δὲ
νοῦς καὶ πᾶν τὸ δι' ἀνθρώπου· τῶν δ' ἀνθρώπων ἕκαστοι βου-
8 λεύονται περὶ τῶν δι' αὐτῶν πρακτῶν. καὶ περὶ μὲν τὰς

9. δὲ οὐχ Kᵇ ‖ τε] τὰ LᵇMᵇOᵇ ‖ 12. ταῦτα Kᵇ ‖ 21. δὴ Bonitz ‖ 23. ἀσύμμετρος Mᵇ, σύμμετροι pr. Kᵇ ‖ 24. εἴτ' — 25. ἄλλην post 26. ἄλλως tri. Thurot ‖ καὶ add. Kᵇ ‖ 25. ἢ] εἴτε Oᵇ, om. Kᵇ ‖ 28. ἀνθρωπίνων ἁπάντων Kᵇ ‖ 31. ἐν Kᵇ ‖ καὶ post ἡμῖν add. Kᵇ ‖ 32. αἴτια LᵇOᵇ.

(III)

1112b ἀκριβεῖς καὶ αὐτάρκεις τῶν ἐπιστημῶν οὐκ ἔστι βουλή, οἷον
περὶ γραμμάτων (οὐ γὰρ διστάζομεν πῶς γραπτέον)· ἀλλ'
ὅσα γίνεται δι' ἡμῶν, μὴ ὡσαύτως δ' αἰεί, περὶ τούτων βου-
λευόμεθα, οἷον περὶ τῶν κατ' ἰατρικὴν καὶ χρηματιστικήν,
καὶ περὶ κυβερνητικὴν μᾶλλον ἢ γυμναστικήν, ὅσῳ ἧττον
διηκρίβωται, καὶ ἔτι περὶ τῶν λοιπῶν ὁμοίως. μᾶλλον δὲ 9
καὶ περὶ τὰς τέχνας ἢ τὰς ἐπιστήμας· μᾶλλον γὰρ περὶ
αὐτὰς διστάζομεν. τὸ βουλεύεσθαι δὲ ἐν τοῖς ὡς ἐπὶ τὸ 10
πολύ, ἀδήλοις δὲ πῶς ἀποβήσεται, καὶ ἐν οἷς ** ἀδιόριστον.
συμβούλους δὲ παραλαμβάνομεν εἰς τὰ μεγάλα, ἀπιστοῦν-
τες ἡμῖν αὐτοῖς ὡς οὐχ ἱκανοῖς διαγνῶναι. — βουλευόμεθα 11
δ' οὐ περὶ τῶν τελῶν ἀλλὰ περὶ τῶν πρὸς τὰ τέλη. οὔτε
γὰρ ἰατρὸς βουλεύεται εἰ ὑγιάσει, οὔτε ῥήτωρ εἰ πείσει,
οὔτε πολιτικὸς εἰ εὐνομίαν ποιήσει, οὐδὲ τῶν λοιπῶν οὐδεὶς
περὶ τοῦ τέλους· ἀλλὰ θέμενοι τὸ τέλος, τὸ πῶς καὶ διὰ τίνων
ἔσται σκοποῦσιν, καὶ διὰ πλειόνων μὲν φαινομένου γίνεσθαι,
διὰ τίνος ῥᾷστα καὶ κάλλιστα ἐπισκοποῦσιν, δι' ἑνὸς δ' ἐπι-
τελουμένου, πῶς διὰ τούτου ἔσται κἀκεῖνο διὰ τίνος, ἕως ἂν
ἔλθωσιν ἐπὶ τὸ πρῶτον αἴτιον, ὃ ἐν τῇ εὑρέσει ἔσχατον
ἐστίν· ὁ γὰρ βουλευόμενος ἔοικεν ζητεῖν καὶ ἀναλύειν τὸν
εἰρημένον τρόπον ὥσπερ διάγραμμα. φαίνεται δ' ἡ μὲν 12
ζήτησις οὐ πᾶσα εἶναι βούλευσις, οἷον αἱ μαθηματικαί, ἡ
δὲ βούλευσις πᾶσα ζήτησις, καὶ τὸ ἔσχατον ἐν τῇ ἀνα-
λύσει πρῶτον εἶναι ἐν τῇ γενέσει. κἂν μὲν ἀδυνάτῳ ἐν- 13
τύχωσιν, ἀφίστανται, οἷον εἰ χρημάτων δεῖ, ταῦτα δὲ μὴ
οἷόν τε πορισθῆναι· ἐὰν δὲ δυνατὸν φαίνηται, ἐγχειροῦσι
πράττειν. δυνατὰ δὲ ἃ δι' ἡμῶν γένοιτ' ἄν· τὰ γὰρ διὰ
τῶν φίλων δι' ἡμῶν πως ἐστίν· ἡ γὰρ ἀρχὴ ἐν ἡμῖν. ζη- 14
τεῖται δὲ ὁτὲ μὲν τὰ ὄργανα ὁτὲ δὲ ἡ χρεία αὐτῶν·

1112b, 7. τέχνας] δόξας corr. L^b cf. Asp. p. 73, 2 ‖ 8. ταύτας K^b ‖ 9. τὸ ὡς δεῖ ante ἀδιόριστον add. Rassow ‖ 15. θέμενοι τέλος τι, πῶς $L^b M^b O^b$ ‖ 21. εἰρημένον] αὐτὸν K^b.

(III)
ὁμοίως δὲ καὶ ἐν τοῖς λοιποῖς ὁτὲ μὲν δι' οὗ ὁτὲ δὲ πῶς
15 ἢ διὰ τίνος. ἔοικεν δή, καθάπερ εἴρηται, ἄνθρωπος εἶναι
ἀρχὴ τῶν πράξεων· ἡ δὲ βουλὴ περὶ τῶν αὑτῷ πρακτῶν,
16 αἱ δὲ πράξεις ἄλλων ἕνεκα. οὐ γὰρ ἂν εἴη βουλευτὸν τὸ
τέλος ἀλλὰ τὰ πρὸς τὰ τέλη. — οὐδὲ δὴ τὰ καθ' ἕκαστα,
οἷον εἰ ἄρτος τοῦτο ἢ πέπεπται ὡς δεῖ· αἰσθήσεως γὰρ 1113a
17 ταῦτα. — εἰ δὲ ἀεὶ βουλεύσεται, εἰς ἄπειρον ἥξει. — βουλευ-
τὸν δὲ καὶ προαιρετὸν τὸ αὐτό, πλὴν ἀφωρισμένον ἤδη τὸ
προαιρετόν· τὸ γὰρ ἐκ τῆς βουλῆς προκριθὲν προαιρετὸν
ἐστίν. παύεται γὰρ ἕκαστος ζητῶν πῶς πράξει, ὅταν εἰς
αὑτὸν ἀναγάγῃ τὴν ἀρχήν, καὶ αὑτοῦ εἰς τὸ ἡγούμενον·
18 τοῦτο γὰρ τὸ προαιρούμενον. δῆλον δὲ τοῦτο καὶ ἐκ τῶν
ἀρχαίων πολιτειῶν, ἃς Ὅμηρος ἐμιμεῖτο· οἱ γὰρ βασι-
19 λεῖς ἃ προέλοιντο ἀνήγγελλον τῷ δήμῳ. ὄντος δὲ τοῦ
προαιρετοῦ βουλευτοῦ ὀρεκτοῦ τῶν ἐφ' ἡμῖν, καὶ ἡ προαίρεσις
20 ἂν εἴη βουλευτικὴ ὄρεξις τῶν ἐφ' ἡμῖν· ἐκ τοῦ βουλεύσασθαι
γὰρ κρίναντες, ὀρεγόμεθα κατὰ τὴν βούλευσιν.
ἡ μὲν οὖν προαίρεσις τύπῳ εἰρήσθω, καὶ περὶ 6
IV ποῖά ἐστιν καὶ ὅτι τῶν πρὸς τὰ τέλη· ἡ δὲ βούλησις ὅτι
μὲν τοῦ τέλους ἐστὶν εἴρηται, δοκεῖ δὲ τοῖς μὲν τἀγαθοῦ
2 εἶναι, τοῖς δὲ τοῦ φαινομένου ἀγαθοῦ. συμβαίνει δὲ τοῖς
μὲν τὸ βουλητὸν τἀγαθὸν λέγουσι, μὴ εἶναι βουλητὸν ὃ
βούλεται ὁ μὴ ὀρθῶς αἱρούμενος (εἰ γὰρ ἔσται βουλητόν,
3 καὶ ἀγαθόν· ἦν δ', εἰ οὕτως ἔτυχε, κακόν), τοῖς δ' αὖ

31. ἢ διὰ τίνος] δὴ διά τινος Muenscher, del. Rassow ‖ 33. οὐ γὰρ ἂν K^b: οὐκ ἄρα οὖν M^b, οὐκ ἂν οὖν $L^b O^b$, οὐκ ἄρ' ἂν Susemihl ‖ 1113a, 1. πε . . . ωσ δεῖ pr. K^b, πέψεως δεῖ corr.[2] K^b, πέπεσται ὡς δεῖ L^b ‖ 4. κριθὲν K^b ‖ 6. αὐτοῦ] αὐτὸ K^b ‖ 9. προείλοντο $K^b M^b$ ‖ δὴ vel δὲ δὴ scribendum suspicatur Susemihl ‖ 10. τῶν] ἐκ τῶν $K^b M^b$ ‖ 14. καὶ τί καὶ ὅτι Zwinger ‖ 15. τἀγαθοῦ Γ Asp.: ἀγαθοῦ codd.

(IV)

*τὸ φαινόμενον ἀγαθὸν τὸ βουλητὸν λέγουσιν μὴ εἶναι φύ-
σει βουλητόν, ἀλλ' ἑκάστῳ τὸ δοκοῦν, ἄλλο δὲ ἄλλῳ φαί-
νεται, καὶ εἰ οὕτως ἔτυχεν, τἀναντία. εἰ δὲ δὴ ταῦτα* 4
*μὴ ἀρέσκει, ἆρα φατέον ἁπλῶς μὲν καὶ κατ' ἀλήθειαν
βουλητὸν εἶναι τἀγαθόν, ἑκάστῳ δὲ τὸ φαινόμενον· τῷ
μὲν οὖν σπουδαίῳ τὸ κατ' ἀλήθειαν εἶναι, τῷ δὲ φαύλῳ
τὸ τυχόν, ὥσπερ καὶ ἐπὶ τῶν σωμάτων τοῖς μὲν εὖ δια-
κειμένοις ὑγιεινά ἐστιν τὰ κατ' ἀλήθειαν τοιαῦτα ὄντα, τοῖς
δὲ ἐπινόσοις ἕτερα, ὁμοίως δὲ καὶ πικρὰ καὶ γλυκέα καὶ
θερμὰ καὶ βαρέα καὶ τῶν ἄλλων ἕκαστα; ὁ σπουδαῖος γὰρ
ἕκαστα κρίνει ὀρθῶς, καὶ ἐν ἑκάστοις τἀληθὲς αὐτῷ φαίνε-
ται. καθ' ἑκάστην γὰρ ἕξιν ἴδιά ἐστιν καλὰ καὶ ἡδέα, καὶ* 5
*διαφέρει πλεῖστον ἴσως ὁ σπουδαῖος τῷ τὸ ἀληθὲς ἐν ἑκάστοις
ὁρᾶν, ὥσπερ κανὼν καὶ μέτρον αὐτῶν ὤν. τοῖς πολλοῖς
δὲ ἡ ἀπάτη διὰ τὴν ἡδονὴν ἔοικεν γίνεσθαι· οὐ γὰρ οὖσα*
1113b *ἀγαθὸν φαίνεται, αἱροῦνται γοῦν τὸ ἡδὺ ὡς ἀγαθόν, τὴν* 6
δὲ λύπην ὡς κακὸν φεύγουσιν.

7 *ὄντος δὴ βουλητοῦ μὲν τοῦ τέλους, βουλευτῶν δὲ καὶ* V
*προαιρετῶν τῶν πρὸς τὸ τέλος, αἱ περὶ ταῦτα πράξεις κατὰ
προαίρεσιν ἂν εἶεν καὶ ἑκούσιοι. αἱ δὲ τῶν ἀρετῶν ἐνέρ-
γειαι περὶ ταῦτα. ἐφ' ἡμῖν δὴ καὶ ἡ ἀρετή, ὁμοίως δὲ καὶ
ἡ κακία. ἐν οἷς γὰρ ἐφ' ἡμῖν τὸ πράττειν, καὶ τὸ μὴ πράττειν,* 2
*καὶ ἐν οἷς τὸ μή, καὶ τὸ ναί· ὥστε εἰ τὸ πράττειν καλὸν ὄν, ἐφ'
ἡμῖν ἐστί, καὶ τὸ μὴ πράττειν ἐφ' ἡμῖν ἔσται αἰσχρὸν ὄν, καὶ εἰ
τὸ μὴ πράττειν καλὸν ὂν ἐφ' ἡμῖν, καὶ τὸ πράττειν αἰσχρὸν ὄν,
ἐφ' ἡμῖν. εἰ δὲ ἐφ' ἡμῖν τὰ καλὰ πράττειν καὶ τὰ αἰσχρά, ὁμοίως* 3

20. *τὸ* ante *βουλητὸν* add. N^b Ald. Hel. ‖ 21. *ἄλλω δ' ἄλλο* O^b, *ἄλλω δ' ἄλλως* $L^b M^b$ ‖ 29. *τὸν σπουδαῖον γὰρ ἕκαστα κρίνειν* K^b ‖ 32. *τὸ σπουδαῖον* K^b ‖ 33. *ὄν* K^b, om. $L^b M^b$ ‖ *τοῖς*] *ἐν τοῖς* K^b, *τοῖς δὲ* O^b ‖ 1113b, 1. *οὖν* $K^b L^b$, *δὲ* O^b ‖ 6. *δὴ* Muretus (Hel.): *δὲ* codd. ‖ 10. *αἰσχρὸν* — 11. *ἡμῖν* om. K^b ‖ 11. *τὰ* — *τὰ*] *τὸ* — *τὸ* Sylburg, *τὸ τὰ* — *τὰ* Cardwell.

(V)
δὲ καὶ τὸ μὴ πράττειν, τοῦτο δὲ ἦν τὸ ἀγαθοῖς καὶ κακοῖς εἶναι,
4 ἐφ' ἡμῖν ἄρα τὸ ἐπιεικέσι καὶ φαύλοις εἶναι. τὸ δὲ λέγειν ὡς

οὐδεὶς ἑκὼν πονηρὸς οὐδ' ἄκων μάκαρ

ἔοικεν τὸ μὲν ψευδεῖ τὸ δὲ ἀληθεῖ. μακάριος μὲν γὰρ
5 οὐδεὶς ἄκων, ἡ δὲ μοχθηρία ἑκούσιον· ἢ τοῖς γε νῦν
εἰρημένοις ἀμφισβητητέον, καὶ τὸν ἄνθρωπον οὐ φατέον
ἀρχὴν εἶναι οὐδὲ γεννητὴν τῶν πράξεων ὥσπερ καὶ τέ-
6 κνων. εἰ δὲ ταῦτα φαίνεται καὶ μὴ ἔχομεν εἰς ἄλλας ἀρ-
χὰς ἀναγαγεῖν παρὰ τὰς ἐν ἡμῖν, ὧν καὶ αἱ ἀρχαὶ ἐν
7 ἡμῖν, καὶ αὐτὰ ἐφ' ἡμῖν καὶ ἑκούσια. τούτοις δ' ἔοικε
μαρτυρεῖσθαι καὶ ἰδίᾳ ὑφ' ἑκάστων καὶ ὑπ' αὐτῶν τῶν
νομοθετῶν· κολάζουσι γὰρ καὶ τιμωροῦνται τοὺς δρῶντας
μοχθηρά, ὅσοι μὴ βίᾳ, ἢ δι' ἄγνοιαν ἧς μὴ αὐτοὶ αἴτιοι,
τοὺς δὲ τὰ καλὰ πράττοντας τιμῶσιν, ὡς τοὺς μὲν προ-
τρέψοντες τοὺς δὲ κωλύσοντες. καίτοι ὅσα μήτε ἐφ' ἡμῖν
ἐστι μήτε ἑκούσια, οὐδεὶς προτρέπεται πράττειν, ὡς οὐδὲν
πρὸ ἔργου ὂν τὸ πεισθῆναι μὴ θερμαίνεσθαι ἢ ἀλγεῖν ἢ
πεινῆν ἢ ὁτιοῦν ἄλλο τῶν τοιούτων· οὐθὲν γὰρ ἧττον πεισό-
8 μεθα αὐτά. καὶ γὰρ ἐπ' αὐτῷ τῷ ἀγνοεῖν κολάζουσιν, ἐὰν αἴ-
τιος εἶναι δοκῇ τῆς ἀγνοίας, οἷον τοῖς μεθύουσιν διπλᾶ τὰ
ἐπιτίμια· ἡ γὰρ ἀρχὴ ἐν αὐτῷ, κύριος γὰρ τοῦ μὴ μεθυ-
σθῆναι, τοῦτο δ' αἴτιον τῆς ἀγνοίας. καὶ τοὺς ἀγνοοῦντάς τι
τῶν ἐν τοῖς νόμοις, ἃ δεῖ ἐπίστασθαι καὶ μὴ χαλεπά ἐστιν,
9 κολάζουσιν, ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις, ὅσα δι' ἀμέ-
λειαν ἀγνοεῖν δοκοῦσιν, ὡς ἐπ' αὐτοῖς ὂν τὸ μὴ ἀγνοεῖν·
10 τοῦ γὰρ ἐπιμεληθῆναι κύριοι. ἀλλ' ἴσως τοιοῦτός ἐστιν ὥστε
μὴ ἐπιμεληθῆναι. ἀλλὰ τοῦ τοιούτους γενέσθαι αὐτοὶ αἴτιοι

13. ἄρα ἔσται L^b M^b || 16. τε K^b || 20. ἐν] ἐφ' L^b M^b || καὶ om. L^b M^b O^b || 23. τοὺς om. K^b || 24. βίαιον K^b || οἷς M^b, ᾗ K^b || 26. ὅσα] πρὸς ὅσα L^b M^b || 29. ἀλλ' ὁτιοῦν L^b M^b || 31. τὰ om. K^b || 1114a, 1. δὴ L^b M^b || 4. τοιοῦτον K^b, τοιοῦτοι Ramsauer.

(V)

ζῶντες ἀνειμένως, καὶ τοῦ ἀδίκους ἢ ἀκολάστους εἶναι, οἱ μὲν
κακουργοῦντες, οἱ δὲ ἐν πότοις καὶ τοῖς τοιούτοις διάγοντες·
αἱ γὰρ περὶ ἕκαστα ἐνέργειαι τοιούτους ποιοῦσιν, τοῦτο δὲ δῆ- 11
λον ἐκ τῶν μελετώντων πρὸς ἡντινοῦν ἀγωνίαν ἢ πρᾶξιν·
διατελοῦσι γὰρ ἐνεργοῦντες. τὸ μὲν οὖν ἀγνοεῖν ὅτι ἐκ τοῦ 12
ἐνεργεῖν περὶ ἕκαστα αἱ ἕξεις γίνονται, κομιδῇ ἀναισθήτου·
ἔτι δὲ ἄλογον τὸν ἀδικοῦντα μὴ βούλεσθαι ἄδικον εἶναι ἢ 13
τὸν ἀκολασταίνοντα ἀκόλαστον· εἰ δὲ μὴ ἀγνοῶν τις πράτ-
τει ἐξ ὧν ἔσται ἄδικος, ἑκὼν ἄδικος ἂν εἴη. οὐ μὴν ἐάν γε 14
βούληται, ἄδικος ὢν παύσεται καὶ ἔσται δίκαιος. οὐδὲ γὰρ
ὁ νοσῶν ὑγιής, καί⟨-τοι⟩ εἰ οὕτως ἔτυχεν, ἑκὼν νοσεῖ, ἀκρατῶς
βιοτεύων καὶ ἀπειθῶν τοῖς ἰατροῖς· τότε μὲν οὖν ἐξῆν αὐτῷ
μὴ νοσεῖν, προεμένῳ δ' οὐκέτι, ὥσπερ οὐδ' ἀφέντι λίθον ἔτ'
αὐτὸν δυνατὸν ἀναλαβεῖν· ἀλλ' ὅμως ἐπ' αὐτῷ τὸ βαλεῖν
καὶ ῥῖψαι· ἡ γὰρ ἀρχὴ ἐν αὐτῷ. οὕτω δὲ καὶ τῷ ἀδίκῳ
καὶ τῷ ἀκολάστῳ ἐξ ἀρχῆς μὲν ἐξῆν τοιούτοις μὴ γίνεσθαι,
διὸ ἑκόντες εἰσίν· γενομένοις δ' οὐκέτι ἔξεστιν μὴ εἶναι. οὐ μό- 15
νον δὲ αἱ τῆς ψυχῆς κακίαι ἑκούσιοι εἰσίν, ἀλλ' ἐνίοις καὶ
αἱ τοῦ σώματος, οἷς καὶ ἐπιτιμῶμεν· τοῖς μὲν γὰρ διὰ
φύσιν αἰσχροῖς οὐδεὶς ἐπιτιμᾷ, τοῖς δὲ δι' ἀγυμνασίαν καὶ
ἀμέλειαν. ὁμοίως δὲ καὶ περὶ ἀσθένειαν καὶ πήρωσιν· οὐθεὶς
γὰρ ἂν ὀνειδίσειεν τυφλῷ φύσει ἢ ἐκ νόσου ἢ ἐκ πληγῆς,
ἀλλὰ μᾶλλον ἐλεῆσαι· τῷ δὲ ἐξ οἰνοφλυγίας ἢ ἄλλης ἀκο-
λασίας πᾶς ἂν ἐπιτιμήσαι. τῶν δὴ περὶ τὸ σῶμα κακιῶν 16
αἱ ἐφ' ἡμῖν ἐπιτιμῶνται, αἱ δὲ μὴ ἐφ' ἡμῖν οὔ. εἰ δ'
οὕτως, καὶ ἐπὶ τῶν ἄλλων αἱ ἐπιτιμώμεναι τῶν κακιῶν

5. *ἄδικοι ἢ ἀκόλαστοι* Ramsauer ‖ 8. *γρ. μελετῶν* mg. O[b] ‖ 16. *ἐξὸν* K[b] ‖ 11. *ἔτι — 12. ἀκόλαστον* post 13. *εἴη* tri. Rassow ‖ 15. *καίτοι* Rassow, *εἰ καὶ* Ramsauer ‖ 18. *λαβεῖν* Oxoniensis ‖ 19. *καὶ ῥῖψαι* secl. Bywater ‖ *ἐν* Rassow: *ἐπ'* ‖ 20. *γενέσθαι* K[b]M[b]O[b] ‖ 21. *ἔτι* om. L[b]M[b] ‖ *ἔστι* K[b]M[b]O[b] ‖ 24. *ἀγυμναστίαν* K[b] ‖ 25. *ἀσθένειαν αἶσχος καὶ πήρωσιν* M[b], *ἀσθένειαν καὶ αἶσχος καὶ πήρωσιν* L[b].

(V)
17 ἐφ' ἡμῖν ἂν εἶεν. εἰ δέ τις λέγοι ὅτι πάντες ἐφίενται τοῦ
φαινομένου ἀγαθοῦ, τῆς δὲ φαντασίας οὐ κύριοι, ἀλλ' ὁποῖός
ποθ' ἕκαστος ἐστίν, τοιοῦτο καὶ τὸ τέλος φαίνεται αὐτῷ· εἰ 1114b
μὲν οὖν ἕκαστος αὑτῷ τῆς ἕξεώς ἐστί πως αἴτιος, καὶ τῆς
φαντασίας ἔσται πως αὐτὸς αἴτιος· εἰ δὲ μηδεὶς αὑτῷ
αἴτιος τοῦ κακοποιεῖν, ἀλλὰ δι' ἄγνοιαν τοῦ τέλους ταῦτα
πράττει, διὰ τούτων οἰόμενος αὑτῷ τὸ ἄριστον ἔσεσθαι, ἡ
δὲ τοῦ τέλους ἔφεσις οὐκ αὐθαίρετος, ἀλλὰ φῦναι δεῖ ὥσπερ
ὄψιν ἔχοντα, ᾗ κρινεῖ καλῶς καὶ τὸ κατ' ἀλήθειαν ἀγαθὸν
αἱρήσεται, καὶ ἔστιν εὐφυὴς ᾧ τοῦτο καλῶς πέφυκεν (τὸ
γὰρ μέγιστον καὶ κάλλιστον, καὶ ὃ παρ' ἑτέρου μὴ οἷόν
τε λαβεῖν μηδὲ μαθεῖν, ἀλλ' οἷον ἔφυ τοιοῦτον ἕξει, καὶ
τὸ εὖ καὶ τὸ καλῶς τοῦτο πεφυκέναι ἡ τελεία καὶ ἀληθινὴ
ἂν εἴη εὐφυΐα), εἰ δὴ ταῦτ' ἐστὶν ἀληθῆ, τί μᾶλλον ἡ
18 ἀρετὴ τῆς κακίας ἔσται ἑκούσιον; ἀμφοῖν γὰρ ὁμοίως, τῷ
ἀγαθῷ καὶ τῷ κακῷ, τὸ τέλος φύσει ἢ ὁπωσδήποτε φαί-
νεται καὶ κεῖται, τὰ δὲ λοιπὰ πρὸς τοῦτ' ἀναφέροντες
19 πράττουσιν ὁπωσδήποτε. εἴτε δὴ τὸ τέλος μὴ φύσει ἑκάστῳ
φαίνεται οἱονδήποτε, ἀλλά τι καὶ παρ' αὐτόν ἐστιν, εἴτε
τὸ μὲν τέλος φυσικόν, τῷ δὲ τὰ λοιπὰ πράττειν ἑκουσίως
τὸν σπουδαῖον ἡ ἀρετὴ ἑκούσιον ἐστίν, οὐθὲν ἧττον καὶ ἡ κα-
κία ἑκούσιον ἂν εἴη. ὁμοίως γὰρ καὶ τῷ κακῷ ὑπάρχει
20 τὸ δι' αὐτὸν ἐν ταῖς πράξεσιν, καὶ εἰ μὴ ἐν τῷ τέλει. εἰ
οὖν, ὥσπερ λέγεται, ἑκούσιοί εἰσιν αἱ ἀρεταί (καὶ γὰρ τῶν
ἕξεων συναίτιοί πως αὐτοί ἐσμεν, καὶ τῷ ποιοί τινες εἶναι
τὸ τέλος τοιόνδε τιθέμεθα), καὶ αἱ κακίαι ἑκούσιοι ἂν εἶεν·

31. εἰ — b, 12. leguntur etiam apud Alex. Aphrod. l. l. ‖ 1114b, 3. μηδεὶς] μή, οὐθεὶς $K^b O^b$ ‖ 4. κακὰ ποιεῖν O^b ‖ 9. καὶ ὃ] εἰ K^b ‖ 10. καὶ τὸ] τὸ δ' $L^b M^b$, τὸ Vermehren ‖ 15. τοῦτο Aldina Asp.: ταῦτα codd. ‖ 17. αὑτῷ $L^b M^b O^b$ ‖ 21. πράξεσι καὶ τῶι τελείωι K^b ‖ 22. τῶν αἰτίων ἕξεων K^b ‖ 24. ἑκούσιαι K^b.

(V)
ὁμοίως γάρ. οὐχ ὁμοίως δὲ αἱ πράξεις ἑκούσιοί εἰσιν καὶ αἱ 22
ἕξεις· τῶν μὲν γὰρ πράξεων ἀπ' ἀρχῆς μέχρι τοῦ τέλους
κύριοι ἐσμέν, εἰδότες τὰ καθ' ἕκαστα, τῶν ἕξεων δὲ τῆς
1115a ἀρχῆς, καθ' ἕκαστα δὲ ἡ πρόσθεσις οὐ γνώριμος, ὥσπερ
ἐπὶ τῶν ἀρρωστιῶν· ἀλλ' ὅτι ἐφ' ἡμῖν ἦν οὕτως ἢ μὴ οὕτως
χρήσασθαι, διὰ τοῦτο ἑκούσιοι.

1114b, 26 8 κοινῇ μὲν οὖν περὶ τῶν ἀρετῶν εἴρηται ἡμῖν τό τε 21
γένος τύπῳ, ὅτι μεσότητές εἰσιν καὶ ὅτι ἕξεις, ὑφ' ὧν τε
γίνονται, ὅτι τούτων πρακτικαὶ καθ' αὑτάς, καὶ ὅτι ἐφ'
ἡμῖν καὶ ἑκούσιοι, καὶ οὕτως ὡς ἂν ὁ ὀρθὸς λόγος προστάξῃ·
1115a, 4 9 ἀναλαβόντες δὲ περὶ ἑκάστης εἴπωμεν τίνες εἰσὶν καὶ περὶ 23
ποῖα καὶ πῶς, ἅμα δ' ἔσται δῆλον καὶ πόσαι εἰσίν. καὶ
πρῶτον περὶ ἀνδρείας. ὅτι μὲν οὖν μεσότης ἐστὶ περὶ VI
φόβους καὶ θάρρη, ἤδη φανερὸν γεγένηται, φοβούμεθα 2
δὲ δῆλον ὅτι τὰ φοβερά, ταῦτα δ' ἐστὶν ὡς ἁπλῶς εἰπεῖν
κακά· διὸ καὶ τὸν φόβον ὁρίζονται προσδοκίαν κακοῦ.
φοβούμεθα μὲν οὖν πάντα τὰ κακά, οἷον ἀδοξίαν πενίαν 3
νόσον ἀφιλίαν θάνατον, ἀλλ' οὐ περὶ πάντα δοκεῖ ὁ ἀν-
δρεῖος εἶναι· ἔνια γὰρ καὶ δεῖ φοβεῖσθαι καὶ καλόν, τὸ
δὲ μὴ αἰσχρόν, οἷον ἀδοξίαν· ὁ μὲν γὰρ φοβούμενος ἐπι-

30. οὐχὶ K^b ‖ οὐχ — 1115a, 3. ἑκούσιοι ante 26. κοινῇ tri. Scaliger ‖ 32. καθ'] τῶν δὲ καθ' M^bO^b ‖ 1115a, 1. πρόθεσις K^bM^b ‖ 3. χρῆσθαι K^bO^b ‖ 1114b, 26. τε om. K^bAsp. ‖ 27. ὅτι μεσότης καὶ ἕξις K^b ‖ 28. ὅτι K^bO^bAsp.: καὶ ὅτι L^bM^b ‖ πρακτικοὶ L^bM^b ‖ πρακτικαὶ καὶ καθ' O^b, καὶ πρακτικαὶ καθ' coni. Ramsauer ‖ 29. καὶ οὕτως — προστάξῃ secl. Ramsauer ‖ 1115a, 4. δὲ M^b: δὴ vulg. ‖ 7. φανερὸν γεγένηται] καὶ πρότερον εἴρηται L^bM^b ‖ 8. ὡς om. $K^bM^bO^b$ ‖ 10. μὲν om. $L^bM^bO^b$ ‖ 13. γὰρ om. L^bM^b.

(VI)
εικὴς καὶ αἰδήμων, ὁ δὲ μὴ φοβούμενος ἀναίσχυντος. λέ-
γεται δ' ὑπό τινων ἀνδρεῖος κατὰ μεταφοράν· ἔχει γάρ
τι ὅμοιον τῷ ἀνδρείῳ· ἄφοβος γάρ τις καὶ ὁ ἀνδρεῖος.
4 πενίαν δὲ ἴσως οὐ δεῖ φοβεῖσθαι οὐδὲ νόσον, οὐδ' ὅλως ὅσα
μὴ ἀπὸ κακίας μηδὲ δι' αὑτόν· ἀλλ' οὐδ' ὁ περὶ ταῦτα
ἄφοβος ἀνδρεῖος, λέγομεν δὲ καὶ τοῦτον καθ' ὁμοιότητα.
ἔνιοι γὰρ ἐν τοῖς πολεμικοῖς κινδύνοις δειλοὶ ὄντες ἐλευ-
θέριοί εἰσιν καὶ πρὸς χρημάτων ἀποβολὴν εὐθαρσῶς ἔχου-
5 σιν. οὐδὲ δὴ εἴ τις ὕβριν περὶ παῖδας καὶ γυναῖκα φοβεῖ-
ται ἢ φθόνον ἤ τι τῶν τοιούτων, δειλός ἐστιν· οὐδ' εἰ θαρρεῖ
6 μέλλων μαστιγοῦσθαι, ἀνδρεῖος. περὶ ποῖα οὖν τῶν φοβερῶν
ὁ ἀνδρεῖος; ἢ περὶ τὰ μέγιστα; οὐθεὶς γὰρ ὑπομενετικώτερος
τῶν δεινῶν. φοβερώτατον δ' ὁ θάνατος· πέρας γάρ, καὶ
οὐδὲν ἔτι τῷ τεθνεῶτι δοκεῖ οὔτε ἀγαθὸν οὔτε κακὸν εἶναι.
7 δόξειε δ' ἂν οὐδὲ περὶ θάνατον τὸν ἐν παντὶ ὁ ἀνδρεῖος
8 εἶναι, οἷον ἐν θαλάττῃ ἢ νόσοις. ἐν τίσιν οὖν; ἢ ἐν
τοῖς καλλίστοις; τοιοῦτοι δὲ οἱ ἐν πολέμῳ· ἐν μεγίστῳ γὰρ
9 καὶ καλλίστῳ κινδύνῳ. ὁμόλογοι δὲ τούτοις εἰσὶν καὶ αἱ τι-
10 μαὶ αἱ ἐν ταῖς πόλεσιν καὶ παρὰ τοῖς μονάρχοις. κυρίως δὴ
λέγοιτ' ἂν ἀνδρεῖος ὁ περὶ τὸν καλὸν θάνατον ἀδεής, καὶ
ὅσα θάνατον ἐπιφέρει ὑπόγυια ὄντα· τοιαῦτα δὲ μάλιστα
11 τὰ κατὰ πόλεμον. οὐ μὴν ἀλλὰ καὶ ἐν θαλάττῃ καὶ ἐν
νόσοις ἀδεὴς ὁ ἀνδρεῖος, οὐχ οὕτως δὲ ὡς οἱ θαλάτ- 1115b
τιοι· οἳ μὲν γὰρ ἀπεγνώκασι τὴν σωτηρίαν καὶ τὸν θάνα-
τον τὸν τοιοῦτον δυσχεραίνουσιν, οἳ δὲ εὐέλπιδές εἰσι παρὰ
12 τὴν ἐμπειρίαν. ἅμα δὲ καὶ ἀνδρίζονται ἐν οἷς ἐστιν ἀλκὴ
ἢ καλὸν τὸ ἀποθανεῖν· ἐν ταῖς τοιαύταις δὲ φθοραῖς οὐδέ-
τερον ὑπάρχει.

20. ἐλεύθεροι K^b ‖ 22. γυναῖκας K^b ‖ 24. γ' οὖν $K^b O^b$ ‖ 26. φοβερώτερον K^b ‖ 27. ἔτι] ἐν K^b ‖ 29. οἷον ἐν $K^b O^b$: οἷον ἢ ἐν $L^b M^b$ ‖ ἐν ante νόσοις add. $L^b M^b$ ‖ 32. αἱ add. O^b.

τὸ δὲ φοβερὸν οὐ πᾶσι μὲν τὸ αὐτό, λέγομεν δέ τι VII
καὶ ὑπὲρ ἄνθρωπον. τοῦτο μὲν οὖν παντὶ φοβερὸν τῷ γε
νοῦν ἔχοντι, τὰ δὲ κατ' ἄνθρωπον διαφέρει μεγέθει καὶ τῷ
μᾶλλον καὶ ἧττον· ὁμοίως δὲ καὶ τὰ θαρραλέα. ὁ δὲ ἀν- 2
δρεῖος ἀνέκπληκτος ὡς ἄνθρωπος. φοβήσεται μὲν οὖν καὶ
τὰ τοιαῦτα, ὡς δεῖ δὲ καὶ ὡς ὁ λόγος, ὑπομενεῖ τοῦ
καλοῦ ἕνεκα· τοῦτο γὰρ τέλος τῆς ἀρετῆς. ἔστιν δὲ μᾶλλον καὶ 3
ἧττον ταῦτα φοβεῖσθαι, καὶ ἔτι τὰ μὴ φοβερὰ ὡς τοιαῦτα
φοβεῖσθαι. γίνεται δὴ τῶν ἁμαρτιῶν ἣ μὲν ὅτι ὃ οὐ δεῖ, 4
ἣ δὲ ὅτι οὐχ ὡς δεῖ, ἣ δὲ ὅτι οὐχ ὅτε, ἤ τι τῶν τοιούτων· ὁμοίως
δὲ καὶ περὶ τὰ θαρραλέα. ὁ μὲν οὖν ἃ δεῖ καὶ οὗ ἕνεκα 5
ὑπομένων καὶ φοβούμενος, καὶ ὡς δεῖ καὶ ὅτε, ὁμοίως δὲ
καὶ θαρρῶν, ἀνδρεῖος (κατ' ἀξίαν γάρ, καὶ ὡς ἂν ὁ λόγος,
πάσχει καὶ πράττει ὁ ἀνδρεῖος· τέλος δὲ πάσης ἐνεργείας 6
ἐστὶν τὸ κατὰ τὴν ἕξιν, καὶ τῷ ἀνδρείῳ δέ· ἡ ⟨δ'⟩ ἀνδρεία κα-
λόν· τοιοῦτον δὴ καὶ τὸ τέλος· ὁρίζεται γὰρ ἕκαστον τῷ τέλει.
καλοῦ δὴ ἕνεκα ὁ ἀνδρεῖος ὑπομένει καὶ πράττει τὰ κατὰ
τὴν ἀνδρείαν)· τῶν δ' ὑπερβαλλόντων ὁ μὲν τῇ ἀφοβίᾳ 7
ἀνώνυμος (εἴρηται δ' ἡμῖν ἐν τοῖς πρότερον ὅτι πολλά ἐστιν
ἀνώνυμα), εἴη δ' ἄν τις μαινόμενος ἢ ἀνάλγητος, εἰ μη-
δὲν φοβοῖτο, μήτε σεισμὸν μήτε τὰ κύματα, καθάπερ φασὶ
τοὺς Κελτούς, ὁ δὲ τῷ θαρρεῖν ὑπερβάλλων περὶ τὰ φο-
βερὰ θρασύς (δοκεῖ δὲ καὶ ἀλαζὼν εἶναι ὁ θρασὺς καὶ 8

1115b, 8. γε om. K^b ‖ 9. τὰ] τὸ K^b, τῶ M^b ‖ 12. τε add. post ὑπομενεῖ Susemihl ‖ 13. ταῖς ἀρεταῖς pr. K^b ‖ 15. δὴ Muenscher: δὲ codd. ‖ ὃ post ὅτι add. Γ, ἃ add. Coraes ‖ 18. καὶ ante ὡς om. $L^b M^b$ ‖ 20. τέλος — 24. ἀνδρείαν secl. Ramsauer ‖ 21. δὴ ἡ ἀνδρεία τέλος· τοῦτο δὲ καὶ καλόν Imelmann ‖ δ' add. Rassow ‖ 22. post τέλος addi vult καὶ ἡ ἐνέργεια Ramsauer ‖ ὁρίζεται — τέλος post 24. ἀνδρείαν tri. Imelmann ‖ 23. δὲ $K^b L^b M^b$ ‖ τὰ om. K^b ‖ 25. εἴρηται — 26. ἀνώνυμα secl. Monro ‖ 27. τὰ om. K^b.

(VII)
προσποιητικὸς ἀνδρείας· ὡς οὖν ἐκεῖνος περὶ τὰ φοβερὰ
ἔχει, οὕτως οὗτος βούλεται φαίνεσθαι· ἐν οἷς οὖν δύναται,
9 *μιμεῖται· διὸ καὶ εἰσὶν οἱ πολλοὶ αὐτῶν θρασύδειλοι· ἐν*
τούτοις γὰρ θρασυνόμενοι τὰ φοβερὰ οὐχ ὑπομένουσιν), ὁ
δὲ τῷ φοβεῖσθαι ὑπερβάλλων δειλός. καὶ γὰρ ἃ μὴ δεῖ
καὶ ὡς οὐ δεῖ, καὶ πάντα τὰ τοιαῦτα ἀκολουθεῖ αὐτῷ.
ἐλλείπει δὲ καὶ τῷ θαρρεῖν· ἀλλ' ἐν ταῖς λύπαις ὑπερ- 1116a
11 *βάλλων μᾶλλον καταφανής ἐστιν. δύσελπις δή τις ὁ δει-*
λός· πάντα γὰρ φοβεῖται. ὁ δ' ἀνδρεῖος ἐναντίως· τὸ γὰρ
12 *θαρρεῖν εὐέλπιδος. περὶ ταὐτὰ μὲν οὖν ἐστιν ὅ τε δειλὸς*
καὶ ὁ θρασὺς καὶ ὁ ἀνδρεῖος, διαφόρως δ' ἔχουσι πρὸς
αὐτά· οἳ μὲν γὰρ ὑπερβάλλουσιν καὶ ἐλλείπουσιν, ὃ δὲ μέ-
σως ἔχει καὶ ὡς δεῖ· καὶ οἱ μὲν θρασεῖς προπετεῖς καὶ
βουλόμενοι πρὸ τῶν κινδύνων, ἐν αὐτοῖς δ' ἀφίστανται, οἱ
δ' ἀνδρεῖοι ἐν τοῖς ἔργοις ὀξεῖς, πρότερον δ' ἡσύχιοι.

13 *καθάπερ οὖν εἴρηται, ἡ ἀνδρεία μεσότης ἐστὶν περὶ* 11
θαρραλέα καὶ φοβερά, ἐν οἷς εἴρηται, καὶ ὅτι καλὸν αἱρεῖ- 11
ται καὶ ὑπομένει, ἢ ὅτι αἰσχρὸν τὸ μή. τὸ δ' ἀποθνήσκειν
φεύγοντα πενίαν ἢ ἔρωτα ἤ τι λυπηρὸν οὐκ ἀνδρείου, ἀλλὰ
μᾶλλον δειλοῦ· μαλακία γὰρ τὸ φεύγειν τὰ ἐπίπονα, καὶ
οὐχ ὅτι καλὸν ὑπομένει, ἀλλὰ φεύγων κακόν.

VIII *ἔστι μὲν οὖν ἡ ἀνδρεία τοιοῦτόν τι, λέγονται δὲ καὶ ἕτε-*
ραι κατὰ πέντε τρόπους. — πρῶτον μὲν ἡ πολιτική· μάλιστα γὰρ
ἔοικεν· δοκοῦσι γὰρ ὑπομένειν τοὺς κινδύνους οἱ πολῖται διὰ
τὰ ἐκ τῶν νόμων ἐπιτίμια καὶ τὰ ὀνείδη καὶ διὰ τὰς τιμάς.
καὶ διὰ τοῦτο ἀνδρειότατοι δοκοῦσιν εἶναι παρ' οἷς οἱ δειλοὶ

31. *οὗτος* om. K^b ‖ 33. *τούτω* L^bM^b ‖ 1116a, 3. *ἐναντίος* M^bO^b ‖ 4. *ταῦτα* K^b ‖ 7. *οἱ θρασεῖς προπετεῖς καὶ βούλονται μὲν* Oncken ‖ 8. *κινδυνεύειν* post *κινδύνων* add. Ald. ‖ 12. *ἢ* om. K^b.

(VIII)

ἄτιμοι καὶ οἱ ἀνδρεῖοι ἔντιμοι. τοιούτους δὲ καὶ Ὅμηρος 2
ποιεῖ, οἷον τὸν Διομήδην καὶ τὸν Ἕκτορα.

Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει·

καὶ Διομήδης,

Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ' ἀγορεύων
Τυδείδης ὑπ' ἐμεῖο.

ὡμοίωται δ' αὕτη μάλιστα τῇ πρότερον εἰρημένῃ, ὅτι δι' 3
ἀρετὴν γίνεται (δι' αἰδῶ γὰρ) καὶ διὰ καλοῦ ὄρεξιν (τιμῆς
γὰρ) καὶ φυγὴν ὀνείδους, αἰσχροῦ ὄντος. τάξαι δ' ἄν τις 4
καὶ τοὺς ὑπὸ τῶν ἀρχόντων ἀναγκαζομένους εἰς ταὐτό·
χείρους δ', ὅσῳ οὐ δι' αἰδῶ ἀλλὰ διὰ φόβον αὐτὸ δρῶσιν,
καὶ φεύγοντες οὐ τὸ αἰσχρὸν ἀλλὰ τὸ λυπηρόν· ἀναγκά-
ζουσι γὰρ οἱ κύριοι, ὥσπερ ὁ Ἕκτωρ

ὃν δέ κ' ἐγὼν ἀπάνευθε μάχης πτώσσοντα νοήσω,
οὔ οἱ ἄρκιον ἐσσεῖται φυγέειν κύνας.

καὶ οἱ προτάττοντες, κἂν ἀναχωρῶσιν τύπτοντες ταὐτὸ 5
δρῶσιν, καὶ οἱ πρὸ τῶν τάφρων καὶ τῶν τοιούτων παρατάτ-
τοντες· πάντες γὰρ ἀναγκάζουσιν. δεῖ δ' οὐ δι' ἀνάγκην
ἀνδρεῖον εἶναι, ἀλλ' ὅτι καλόν. — δοκεῖ δὲ καὶ ἡ ἐμπειρία ἡ 6
περὶ ἕκαστα ἀνδρεία τις εἶναι· ὅθεν καὶ ὁ Σωκράτης ᾠήθη
ἐπιστήμην εἶναι τὴν ἀνδρείαν. τοιοῦτοι δὲ ἄλλοι μὲν ἐν ἄλλοις,
ἐν τοῖς πολεμικοῖς δὲ οἱ στρατιῶται. δοκεῖ γὰρ εἶναι
πολλὰ κενὰ τοῦ πολέμου, ἃ μάλιστα συνεωράκασιν οὗτοι·
φαίνονται δὴ ἀνδρεῖοι, ὅτι οὐκ ἴσασιν οἱ ἄλλοι οἷά ἐστιν.
εἶτα ποιῆσαι καὶ μὴ παθεῖν μάλιστα δύνανται ἐκ τῆς ἐμ- 7
πειρίας, δυνάμενοι χρῆσθαι τοῖς ὅπλοις καὶ τοιαῦτα ἔχον-

21. καὶ οἱ] οἱ δὲ $L^b M^b$ ‖ 28. καλοῦ — τιμῆς] τιμῆς — καλοῦ Imelmann ‖ 31. ὅσοι $K^b O^b$ ‖ 33. ὁ om. $L^b M^b$ ‖ 36. προτάττοντες codex Amioti: προστάττοντες cett. ‖ 1116b, 4. τις om. $K^b O^b$ ‖ 5. εἶναι om. $K^b M^b O^b$ ‖ ἐν om. K^b ‖ 7. καινὰ $K^b M^b$ ‖ 8. οἷα] ἃ K^b ‖ 9. μὴ] μηδὲν $L^b M^b$ ‖ ἐμπειρίας καὶ φυλάξασθαι καὶ πατάξαι δυνάμενοι $K^b O^b$.

(VIII)

τες ὁποῖα ἂν εἴη καὶ πρὸς τὸ ποιῆσαι καὶ πρὸς τὸ μὴ
8 παθεῖν κράτιστα. ὥσπερ οὖν ἀνόπλοις ὡπλισμένοι μάχονται καὶ ἀθληταὶ ἰδιώταις· καὶ γὰρ ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐχ οἱ ἀνδρειότατοι μαχιμώτατοί εἰσιν, ἀλλ' οἱ μά-
9 λιστα ἰσχύοντες καὶ τὰ σώματα ἄριστα ἔχοντες. οἱ στρατιῶται δὲ δειλοὶ γίνονται, ὅταν ὑπερτείνῃ ὁ κίνδυνος καὶ λείπωνται τοῖς πλήθεσι καὶ ταῖς παρασκευαῖς· πρῶτοι γὰρ φεύγουσιν, τὰ δὲ πολιτικὰ μένοντα ἀποθνήσκει, ὅπερ κἀπὶ τῷ Ἑρμαίῳ συνέβη. τοῖς μὲν γὰρ αἰσχρὸν τὸ φεύγειν καὶ ὁ θάνατος τῆς τοιαύτης σωτηρίας αἱρετώτερος, οἳ δὲ καὶ ἐξ ἀρχῆς ἐκινδύνευον ὡς κρείττους ὄντες, γνόντες δὲ φεύγουσι, τὸν θάνατον μᾶλλον τοῦ αἰσχροῦ φοβούμενοι· ὁ
10 δ' ἀνδρεῖος οὐ τοιοῦτος. — καὶ τὸν θυμὸν δ' ἐπὶ τὴν ἀνδρείαν ἐπιφέρουσιν· ἀνδρεῖοι γὰρ εἶναι δοκοῦσι καὶ οἱ διὰ θυμὸν ὥσπερ τὰ θηρία ἐπὶ τοὺς τρώσαντας φερόμενα, ὅτι καὶ οἱ ἀνδρεῖοι θυμοειδεῖς· ἰτητικώτατον γὰρ ὁ θυμὸς πρὸς τοὺς κινδύνους, ὅθεν καὶ Ὅμηρος "σθένος ἔμβαλε θυμῷ" καὶ "μένος καὶ θυμὸν ἔγειρεν" καὶ "δριμὺ δ' ἀνὰ ῥῖνας μένος" καὶ "ἔζεσεν αἷμα"· πάντα γὰρ τὰ τοιαῦτα ἔοικεν σημαί-
11 νειν τὴν τοῦ θυμοῦ ἔγερσιν καὶ ὁρμήν. οἱ μὲν οὖν ἀνδρεῖοι διὰ τὸ καλὸν πράττουσιν, ὁ δὲ θυμὸς συνεργεῖ αὐτοῖς· τὰ θηρία δὲ διὰ λύπην, διὰ γὰρ τὸ πληγῆναι ἢ διὰ τὸ φοβεῖσθαι, ἐπεὶ ἐάν γε ἐν ὕλῃ ἢ ἐν ἕλει ᾖ, οὐ προσέρχονται. οὐ δή ἐστιν ἀνδρεῖα διὰ τὸ ὑπ' ἀλγηδόνος καὶ θυμοῦ ἐξελαυνόμενα πρὸς τὸν κίνδυνον ὁρμᾶν, οὐθὲν τῶν δεινῶν προορῶντα, ἐπεὶ οὕτως γε κἂν οἱ ὄνοι ἀνδρεῖοι εἶεν πεινῶντες· τυπτόμενοι γὰρ οὐκ ἀφίστανται τῆς νομῆς. καὶ οἱ μοιχοὶ δὲ διὰ τὴν 1117a

11. τὸ μὴ ποιῆσαι K^b ‖ 19. ἦν post φεύγειν add. Coraes ‖ 24. φέρουσιν K^b, ἀναφέρουσιν L^bM^b ‖ 25. φερόμενοι O^b ‖ 26. κινητικώτατον M^b ‖ 32. διὰ τὸ om. L^bM^b ‖ 33. ἢ ἐν ἕλει secl. Victorius, Bywater ‖ 36. καὶ $K^bL^bM^b$ ‖ εἶεν] ἂν εἶεν L^bM^b ‖ 1117a, 1. καὶ — 2. δρῶσιν secl. Rassow.

(VIII)

ἐπιθυμίαν τολμηρὰ πολλὰ δρῶσιν. φυσικωτάτη δ' ἔοι- 12
κεν ἡ διὰ τὸν θυμὸν εἶναι, καὶ προσλαβοῦσα προαίρεσιν
καὶ τὸ οὗ ἕνεκα ἀνδρεία εἶναι. καὶ οἱ ἄνθρωποι δὴ
ὀργιζόμενοι μὲν ἀλγοῦσιν, τιμωρούμενοι δὲ ἥδονται· οἱ δὲ
διὰ ταῦτα μαχόμενοι μάχιμοι μέν, οὐκ ἀνδρεῖοι δέ· οὐ
γὰρ διὰ τὸ καλὸν οὐδ' ὡς ὁ λόγος, ἀλλὰ διὰ τὸ πάθος·
παραπλήσιον δ' ἔχουσίν τι. — οὐδὲ δὴ οἱ εὐέλπιδες ὄντες 13
ἀνδρεῖοι· διὰ γὰρ τὸ πολλάκις καὶ πολλοὺς νενικηκέναι
θαρροῦσιν ἐν τοῖς κινδύνοις. παρόμοιοι δέ, ὅτι ἄμφω
θαρραλέοι· ἀλλ' οἱ μὲν ἀνδρεῖοι διὰ τὰ προειρημένα
θαρραλέοι, οἳ δὲ διὰ τὸ οἴεσθαι κράτιστοι εἶναι καὶ μη-
θὲν ἀντιπαθεῖν. τοιοῦτον δὲ ποιοῦσιν καὶ οἱ μεθυσκόμενοι· 14
εὐέλπιδες γὰρ γίνονται. ὅταν δὲ αὐτοῖς μὴ συμβῇ τοιαῦτα,
φεύγουσιν· ἀνδρείου δ' ἦν τὰ φοβερὰ ἀνθρώπῳ ὄντα καὶ
φαινόμενα ὑπομένειν, ὅτι καλὸν καὶ αἰσχρὸν τὸ μή. διὸ 15
καὶ ἀνδρειοτέρου δοκεῖ εἶναι τὸ ἐν τοῖς αἰφνιδίοις φόβοις
ἄφοβον καὶ ἀτάραχον εἶναι ἢ ἐν τοῖς προδήλοις· ἀπὸ
ἕξεως γὰρ μᾶλλον, ἢ καὶ ὅτι ἧττον ἐκ παρασκευῆς· τὰ
προφανῆ μὲν γὰρ κἂν ἐκ λογισμοῦ καὶ λόγου τις προέλοιτο,
τὰ δ' ἐξαίφνης κατὰ τὴν ἕξιν. — ἀνδρεῖοι δὲ φαίνονται καὶ 16
οἱ ἀγνοοῦντες, καὶ εἰσὶν οὐ πόρρω τῶν εὐελπίδων, χείρους δ'
ὅσῳ ἀξίωμα οὐδὲν ἔχουσιν, ἐκεῖνοι δέ. διὸ καὶ μένουσίν τινα
χρόνον· οἱ δὲ ἠπατημένοι, ἐὰν γνῶσιν ὅτι ἕτερον ἢ ὑπο-

2. *οὐ δή ἐστιν ἀνδρεῖα τὰ δι' ἀλγηδόνος ἢ θυμοῦ ἐξελαυνόμενα πρὸς τὸν κίνδυνον* post *δρῶσιν* add. $M^b L^b$ ‖ *φυσικωτάτη* — 5. *εἶναι* post 9. *τι* tri. Rassow ‖ 4. *καὶ* et 5. *ἀνδρεία εἶναι* del. Spengel ‖ 5. *δὴ* $K^b L^b$: *δὲ* $M^b O^b$ ‖ 7. *μαχόμενοι* om. $K^b O^b$ ‖ 8. *τὸ* ante *πάθος* om. K^b ‖ 12. *πρότερον εἰρημένα* K^b ‖ 13. *κρείττους* $L^b M^b$ ‖ 14. *ἂν παθεῖν* Asp. ‖ 15. *τὰ* post *συμβῇ* add. K^b ‖ 16. *τὸ* M^b, *τὸ τὰ* L^b ‖ *καὶ*] *καὶ μὴ* K^b ‖ 20. *ἢ καὶ* $L^b M^b$: *ἢ* $K^b O^b$, *ἦν* Bywater, secl. Susemihl ‖ *ἢ* — *παρασκευῆς* var. lectionem esse antecedentium *ἀπὸ* — *μᾶλλον* putat Rassow ‖ 25. *ὑποπτεύσουσιν* L^b, *ὑποπτεύουσιν* $K^b M^b$.

(VIII)
πτεύσωσιν, φεύγουσιν, ὅπερ οἱ Ἀργεῖοι ἔπαθον περιπεσόντες
τοῖς Λάκωσιν ὡς Σικυωνίοις.
17 οἵ τε δὴ ἀνδρεῖοι εἴρηνται ποῖοί τινες, καὶ οἱ δοκοῦντες 12
IX ἀνδρεῖοι· περὶ θάρρη δὲ καὶ φόβους ἡ ἀνδρεία οὖσα οὐχ
ὁμοίως περὶ ἄμφω ἐστίν, ἀλλὰ μᾶλλον περὶ τὰ φοβερά. ὁ
γὰρ ἐν τούτοις ἀτάραχος καὶ περὶ ταῦθ᾽ ὡς δεῖ ἔχων ἀν-
2 δρεῖος μᾶλλον ἢ ὁ περὶ τὰ θαρραλέα. τῷ δὴ τὰ λυπηρὰ ὑπο-
μένειν, ὡς εἴρηται, ἀνδρεῖοι λέγονται. διὸ καὶ ἐπίλυπον ἡ
ἀνδρεία, καὶ δικαίως ἐπαινεῖται· χαλεπώτερον γὰρ τὰ λυ-
3 πηρὰ ὑπομένειν ἢ τῶν ἡδέων ἀπέχεσθαι. οὐ μὴν ἀλλὰ
δόξειεν ἂν εἶναι τὸ κατὰ τὴν ἀνδρείαν τέλος ἡδύ, ὑπὸ τῶν 1117b
κύκλῳ δ᾽ ἀφανίζεσθαι, οἷον κἂν τοῖς γυμνικοῖς ἀγῶσιν γί-
νεται. τοῖς γὰρ πύκταις τὸ μὲν τέλος ἡδύ, οὗ ἕνεκα, ὁ
στέφανος καὶ αἱ τιμαί, τὸ δὲ τύπτεσθαι ἀλγεινόν, εἴπερ
σάρκινοι, καὶ λυπηρόν, καὶ πᾶς ὁ πόνος· διὰ δὲ τὸ πολλὰ
ταῦτ᾽ εἶναι, μικρὸν ὂν τὸ οὗ ἕνεκα οὐδὲν ἡδὺ φαίνεται ἔχειν.
4 εἰ δὴ τοιοῦτόν ἐστι καὶ τὸ περὶ τὴν ἀνδρείαν, ὁ μὲν θάνατος
καὶ τὰ τραύματα λυπηρὰ τῷ ἀνδρείῳ καὶ ἄκοντι ἔσται,
ὑπομενεῖ δὲ αὐτὰ ὅτι καλὸν ἢ ὅτι αἰσχρὸν τὸ μή. καὶ
ὅσῳ ἂν μᾶλλον τὴν ἀρετὴν ἔχῃ πᾶσαν καὶ εὐδαιμονέστε-
ρος ᾖ, μᾶλλον ἐπὶ τῷ θανάτῳ λυπήσεται· τῷ τοιούτῳ
γὰρ μάλιστα ζῆν ἄξιον, καὶ οὗτος μεγίστων ἀγαθῶν ἀπο-
στερεῖται εἰδώς· λυπηρὸν δὲ τοῦτο. ἀλλ᾽ οὐδὲν ἧττον ἀνδρεῖος,
ἴσως δὲ καὶ μᾶλλον, ὅτι τὸ ἐν τῷ πολέμῳ καλὸν ἀντ᾽
5 ἐκείνων αἱρεῖται. οὐ δὴ ἐν ἁπάσαις ταῖς ἀρεταῖς τὸ ἡδέως
ἐνεργεῖν ὑπάρχει, πλὴν ἐφ᾽ ὅσον τοῦ τέλους ἐφάπτεται.
6 στρατιώτας δ᾽ οὐδὲν ἴσως κωλύει μὴ τοὺς τοιούτους κρατίστους
εἶναι, ἀλλὰ τοὺς ἧττον μὲν ἀνδρείους, ἄλλο δ᾽ ἀγαθὸν μη-

1117b, 2. γίνεσθαι K^b ‖ 4. αἱ om. K^b ‖ 7. εἰ — 15. αἱρεῖται post 16. ἐφάπτεται tri. Eucken ‖ δὲ L^bM^b, δὲ δὴ K^b ‖ 9. ὑπομενεῖ Muretus: ὑπομένει ‖ ἢ om. K^b ‖ 11. λυπεῖται L^bM^b, λύπη ἔσται O^b, λυπηθήσεται Asp. ‖ 13. τούτωι K^b.

δὲν ἔχοντας· ἕτοιμοι γὰρ οὗτοι πρὸς τοὺς κινδύνους, καὶ τὸν (IX)
βίον πρὸς μικρὰ κέρδη καταλλάττονται.
13 περὶ μὲν οὖν ἀνδρείας ἐπὶ τοσοῦτον εἰρήσθω (τί δ' X
ἐστιν, οὐ χαλεπὸν τύπῳ γε περιλαβεῖν ἐκ τῶν εἰρημένων)·
μετὰ δὲ ταύτην περὶ σωφροσύνης λέγωμεν. δοκοῦσι γὰρ
τῶν ἀλόγων μερῶν αὗται εἶναι αἱ ἀρεταί. ὅτι μὲν οὖν
μεσότης ἐστὶν περὶ ἡδονὰς ἡ σωφροσύνη, εἴρηται ἡμῖν
(ἧττον γὰρ καὶ οὐχ ὁμοίως περὶ τὰς λύπας ἐστίν)· ἐν τοῖς
αὐτοῖς δὲ καὶ ἡ ἀκολασία φαίνεται. περὶ ποίας οὖν τῶν
ἡδονῶν, νῦν ἀφορίσωμεν. διῃρήσθωσαν δὴ καὶ αἱ σωματικαὶ 2
καὶ αἱ ψυχικαί, οἷον φιλοτιμία φιλομαθία· ἑκάτερος γὰρ
τούτων χαίρει, οὗ φιλητικός ἐστιν, οὐδὲν πάσχοντος τοῦ σώ-
ματος, ἀλλὰ μᾶλλον τῆς διανοίας. οἱ δὲ περὶ τὰς τοιαύ-
τας ἡδονὰς οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται· ὁμοίως
δὲ οὐδ' οἱ περὶ τὰς ἄλλας ὅσαι μὴ σωματικαί εἰσιν. τοὺς
γὰρ φιλομύθους καὶ διηγητικοὺς καὶ περὶ τῶν τυχόντων
κατατρίβοντας τὰς ἡμέρας ἀδολέσχας, ἀκολάστους δ' οὐ
λέγομεν, οὐδὲ τοὺς λυπουμένους ἐπὶ χρήμασιν ἢ φίλοις. περὶ 3
δὲ τὰς σωματικὰς εἴη ἂν ἡ σωφροσύνη, οὐ πάσας δὲ οὐδὲ
ταύτας· οἱ γὰρ χαίροντες τοῖς διὰ τῆς ὄψεως, οἷον χρώ-
μασι καὶ σχήμασι καὶ γραφῇ, οὔτε σώφρονες οὔτε ἀκό-
λαστοι λέγονται· καίτοι δόξειεν ἂν εἶναι καὶ ὡς δεῖ χαί-
ρειν καὶ τούτοις, καὶ καθ' ὑπερβολὴν καὶ ἔλλειψιν. ὁμοίως 4
δὲ καὶ ἐν τοῖς περὶ τὴν ἀκοήν· τοὺς γὰρ ὑπερβεβλημένως

21. *δ' ἐστιν*] *γάρ ἐστιν* Susemihl ‖ 23. *δοκοῦσι* — 24. *ἀρεταί* secl. Ramsauer ‖ 24. *αἱ* om. Kᵇ ‖ 26. *ὁμοίως*] *ὁμοίως τῇ ἀνδρείᾳ* LᵇMᵇ ‖ *τοῖς αὐτοῖς*] *τούτοις* LᵇMᵇ ‖ 28. *δὴ* Bonitz: *οὖν* Mᵇ, *δὲ* cet. ‖ *καὶ αἱ σωματικαὶ καὶ αἱ ψυχικαί* KᵇOᵇ: *αἱ ψυχικαὶ καὶ σωματικαί* Mᵇ, *αἱ ψυχικαὶ καὶ αἱ σωματικαὶ καὶ αἱ ψυχικαί* Lᵇ ‖ 30. *τούτῳ* Scaliger ‖ 34. *διηγηματικοὺς* Mᵇ ‖ 1118a, 2. *δὴ τὰς* Susemihl.

(X)

χαίροντας μέλεσιν ἢ ὑποκρίσει οὐθεὶς ἀκολάστους λέγει, οὐδὲ τοὺς ὡς δεῖ σώφρονας. οὐδὲ τοὺς περὶ τὴν ὀσμήν, πλὴν κατὰ συμβεβηκός· τοὺς γὰρ χαίροντας μήλων ἢ ῥόδων ἢ θυμιαμάτων ὀσμαῖς οὐ λέγομεν ἀκολάστους, ἀλλὰ μᾶλλον τοὺς μύρων ἢ ὄψων· χαίρουσι γὰρ τούτοις οἱ ἀκόλαστοι, ὅτι
6 διὰ τούτων ἀνάμνησις γίνεται αὐτοῖς τῶν ἐπιθυμητῶν. ἴδοι δ' ἄν τις καὶ τοὺς ἄλλους, ὅταν πεινῶσιν, χαίροντας ταῖς τῶν βρωμάτων ὀσμαῖς· τὸ δὲ τοιούτοις χαίρειν ἀκολάστου.
7 τούτῳ γὰρ ἐπιθυμητὰ ταῦτα. οὐκ ἔστιν δὲ οὐδὲ τοῖς ἄλλοις ζῴοις κατὰ ταύτας τὰς αἰσθήσεις ἡδονὴ πλὴν κατὰ συμβεβηκός. οὐδὲ γὰρ ταῖς ὀσμαῖς τῶν λαγῳῶν αἱ κύνες χαίρουσιν, ἀλλὰ τῇ βρώσει, τὴν δ' αἴσθησιν ἡ ὀσμὴ ἐποίησεν· οὐδὲ ὁ λέων τῇ φωνῇ τοῦ βοός, ἀλλὰ τῇ ἐδωδῇ, ὅτι δ' ἐγγύς ἐστιν, διὰ τῆς φωνῆς ᾔσθετο, καὶ χαίρειν δὴ ταύτῃ φαίνεται· ὁμοίως δ' οὐδ' ἰδὼν [ἢ εὑρὼν] ἔλαφον ἢ ἄγριον
8 αἶγα, ἀλλ' ὅτι βορὰν ἕξει. περὶ τὰς τοιαύτας δὴ ἡδονὰς ἡ σωφροσύνη καὶ ἡ ἀκολασία ἐστὶν ὧν καὶ τὰ λοιπὰ ζῷα κοινωνεῖ, ὅθεν ἀνδραποδώδεις καὶ θηριώδεις φαίνονται·
9 αὗται δ' εἰσὶν ἁφὴ καὶ γεῦσις. φαίνονται δὲ καὶ τῇ γεύσει ἐπὶ μικρὸν ἢ οὐθὲν χρῆσθαι· τῆς γὰρ γεύσεώς ἐστιν ἡ κρίσις τῶν χυμῶν, ὅπερ ποιοῦσιν οἱ τοὺς οἴνους δοκιμάζοντες καὶ τὰ ὄψα ἀρτύοντες· οὐ πάνυ δὲ χαίρουσι τούτοις, ἢ οὐχ οἵ γε ἀκόλαστοι, ἀλλὰ τῇ ἀπολαύσει, ἣ γίνεται πᾶσα

9. οὐδὲ — 23. ἕξει] totum locum vix sanum esse censet Ramsauer || 10. μήλων] μύρων Noetel || 12. μύρων] μήλων Noetel || ἢ] καὶ L^bM^b || 13. ἐπιθυμημάτων K^b, ἐπιθυμιῶν L^bM^b || ἴδοι — 15. ὀσμαῖς secl. Ramsauer || 15. τὸ δὲ — 16. ταῦτα secl. Noetel || ἀκολάστοις K^b || 16. τούτων $K^bL^bM^b$ || ἐπιθυμήματα $K^bL^bM^b$ || οὐδὲ L^bM^b: οὐδ' ἐν K^bO^b || 21. δὴ οὕτως ταύτῃ M^b || 22. ἢ εὑρὼν secl. Susemihl || 23. δὴ] δ' L^bM^b || 26. δὲ Asp.: δὴ $K^bL^bO^b$, δ' οἱ σώφρονες M^b || 28. χυλῶν K^bL^b.

(X)
δι' ἁφῆς καὶ ἐν σιτίοις καὶ ἐν ποτοῖς καὶ τοῖς ἀφροδισίοις
λεγομένοις. διὸ καὶ ηὔξατό τις ὀψοφάγος ὢν τὸν φά- 10
ρυγγα αὑτῷ μακρότερον γεράνου γενέσθαι, ὡς ἡδόμενος τῇ
1118b ἁφῇ. κοινοτάτη δὴ τῶν αἰσθήσεων καθ' ἣν ἡ ἀκολασία·
καὶ δόξειεν ἂν δικαίως ἐπονείδιστος εἶναι, ὅτι οὐχ ᾗ ἄνθρω-
ποί ἐσμεν ὑπάρχει, ἀλλ' ᾗ ζῷα· τὸ δὴ τοιούτοις χαίρειν 11
καὶ μάλιστα ἀγαπᾶν θηριῶδες· καὶ γὰρ αἱ ἐλευθεριώταται
τῶν διὰ τῆς ἁφῆς ἡδονῶν ἀφῄρηνται, οἷον αἱ ἐν τοῖς γυμνα-
σίοις διὰ τρίψεως καὶ τῆς θερμασίας γινόμεναι· οὐ γὰρ περὶ
πᾶν τὸ σῶμα ἡ τοῦ ἀκολάστου ἁφή, ἀλλὰ περί τινα μέρη.
τῶν δ' ἐπιθυμιῶν αἳ μὲν κοιναὶ ⟨καὶ φυσικαὶ⟩ δοκοῦσιν XI
εἶναι, αἳ δὲ ἴδιοι καὶ ἐπίθετοι· οἷον ἡ μὲν τῆς τροφῆς φυσική·
πᾶς γὰρ ἐπιθυμεῖ ὁ ἐνδεὴς ξηρᾶς ἢ ὑγρᾶς τροφῆς, ὁτὲ δ'
ἀμφοῖν, καὶ εὐνῆς, φησὶν Ὅμηρος, ὁ νέος καὶ ἀκμάζων·
τὸ δὲ τοιᾶσδε ἢ τοιᾶσδε, οὐκέτι πᾶς, οὐδὲ τῶν αὐτῶν. διὸ 2
φαίνεται ἡμέτερον εἶναι. οὐ μὴν ἀλλ' ἔχει γέ τι καὶ φυσι-
κόν· ἕτερα γὰρ ἑτέροις ἐστὶν ἡδέα, καὶ ἔνια πᾶσιν ἡδίω
τῶν τυχόντων. ἐν μὲν οὖν ταῖς φυσικαῖς ἐπιθυμίαις ὀλίγοι 3
ἁμαρτάνουσιν καὶ ἐφ' ἕν, ἐπὶ τὸ πλεῖον (τὸ γὰρ ἐσθίειν τὰ
τυχόντα ἢ πίνειν ἕως ἂν ὑπερπλησθῇ, ὑπερβάλλειν ἐστὶ
τὸ κατὰ φύσιν τῷ πλήθει· ἀναπλήρωσις γὰρ τῆς ἐνδείας
ἡ φυσικὴ ἐπιθυμία· διὸ λέγονται οὗτοι γαστρίμαργοι, ὡς
παρὰ τὸ δέον πληροῦντες αὐτήν· τοιοῦτοι δὲ γίνονται οἱ λίαν
ἀνδραποδώδεις)· περὶ δὲ τὰς ἰδίας τῶν ἡδονῶν πολλοὶ καὶ 4
πολλαχῶς ἁμαρτάνουσιν· τῶν γὰρ φιλοτοιούτων λεγομένων

32. φιλόξενος ὁ ἐρύξιος (corr.[1] ex εὔξιος) add. post τις K^b O^b ‖ 33. ἡδόμενος τῇ ἁφῇ] μενέξενος ἡ δ' ἁφὴ M^b ‖ 1118b, 7. τὸ om. L^b M^b O^b ‖ 8. καὶ φυσικαὶ add. Scaliger ‖ 10. ὁ ἐνδεὴς] ὅταν ἐνδεὴς ᾖ L^b M^b ‖ 12. τὸ] τῆς? Bywater ‖ παντός Ramsauer ‖ 13. καὶ om. K^b ‖ 17. ἕως πλησθῆι K^b O^b ‖ ὑπερβολή K^b ‖ 21. ἰδέας K^b ‖ ἡδονῶν] ἐπιθυμιῶν Rassow.

(XI)
ἢ τὸ χαίρειν οἷς μὴ δεῖ, ἢ τὸ μᾶλλον ἢ ὡς οἱ πολ-
λοί, ἢ μὴ ὡς δεῖ. κατὰ πάντα δ' οἱ ἀκόλαστοι ὑπερ-
βάλλουσιν· καὶ γὰρ χαίρουσιν ἐνίοις οἷς οὐ δεῖ (μισητὰ
γάρ), καὶ εἴ τισιν δεῖ χαίρειν τῶν τοιούτων, μᾶλλον ἢ δεῖ
καὶ ἢ ὡς οἱ πολλοὶ χαίρουσιν.
ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ὑπερβολὴ ὅτι ἀκολασία καὶ
5 ψεκτόν, δῆλον· περὶ δὲ τὰς λύπας οὐχ ὥσπερ ἐπὶ τῆς ἀνδρείας
τῷ ὑπομένειν λέγεται σώφρων οὐδ' ἀκόλαστος τῷ μή, ἀλλ' ὁ
μὲν ἀκόλαστος τῷ λυπεῖσθαι μᾶλλον ἢ δεῖ, ὅτι τῶν ἡδέων
οὐ τυγχάνει (καὶ τὴν λύπην δὲ ποιεῖ αὐτῷ ἡ ἡδονή),
ὁ δὲ σώφρων τῷ μὴ λυπεῖσθαι τῇ ἀπουσίᾳ τοῦ ἡδέος.
6 ὁ μὲν οὖν ἀκόλαστος ἐπιθυμεῖ τῶν ἡδέων πάντων ἢ τῶν 14 1119 a
μάλιστα, καὶ ἄγεται ὑπὸ τῆς ἐπιθυμίας ὥστε ἀντὶ τῶν
ἄλλων ταῦτα αἱρεῖσθαι, διὸ καὶ λυπεῖται καὶ ἀποτυγχάνων
καὶ ἐπιθυμῶν (μετὰ λύπης γὰρ ἡ ἐπιθυμία· ἀτόπῳ δ'
7 ἔοικεν τὸ δι' ἡδονὴν λυπεῖσθαι)· ἐλλείποντες δὲ τὰ περὶ τὰς
ἡδονὰς καὶ ἧττον ἢ δεῖ χαίροντες οὐ πάνυ γίνονται, οὐ γὰρ
ἀνθρωπική ἐστιν ἡ τοιαύτη ἀναισθησία. καὶ γὰρ τὰ λοιπὰ
ζῷα διακρίνει τὰ βρώματα, καὶ τοῖς μὲν χαίρει τοῖς δ' οὔ·
εἰ δέ τῳ μηθέν ἐστιν ἡδὺ μηδὲ διαφέρει ἕτερον ἑτέρου, πόρρω
ἂν εἴη τοῦ ἄνθρωπος εἶναι. οὐ τέτευχε δ' ὀνόματος ὁ τοιοῦ-
8 τος διὰ τὸ μὴ πάνυ γίνεσθαι. ὁ δὲ σώφρων μέσως περὶ ταῦτα

23. τῷ $K^b L^b$ ‖ τῷ $K^b L^b M^b$ ‖ 24. ἢ μὴ ὡς δεῖ secl. Noetel ‖ ὡς δεῖ] ἢ ὡδὶ K^b, ὡς δεῖ ἢ ὧ δεῖ L^b, ὡς δεῖ ἢ ὧ μὴ δεῖ M^b ‖ δὴ M^b ‖ 26. εἰ] ἐπὶ $L^b M^b$ ‖ ἢ οὐχ ὡς δεῖ ἢ ante μᾶλλον addi vult Susemihl ‖ 27. ἢ ὡς corr.^{2} K^b: ἡ ὡς pr. K^b, οὐχ ὡς Heliodorus (Vermehren), ὡς cett. ‖ καὶ οὐχ ὡς δεῖ add. post χαίρουσιν Thurot ‖ 30. οὐδ' ἀκόλαστος $K^b O^b$: ἀκόλαστος δὲ $L^b M^b$ ‖ τῷ — ἀκόλαστος om. K^b ‖ 33. καὶ τῷ ἀπέχεσθαι post ἀπουσίᾳ add. $L^b M^b$ ‖ 1119a, 3. λυπεῖσθαι ἀποτυγχάνων K^b ‖ 5. τὰ add. K^b.

(XI)

ἔχει. οὔτε γὰρ ἥδεται οἷς μάλιστα ὁ ἀκόλαστος, ἀλλὰ μᾶλλον δυσχεραίνει, οὐδ' ὅλως οἷς μὴ δεῖ οὐδὲ σφόδρα τοιούτῳ οὐδενί, οὔτ' ἀπόντων λυπεῖται οὐδ' ἐπιθυμεῖ, ἢ μετρίως, οὐδὲ μᾶλλον ἢ δεῖ, οὐδ' ὅτε μὴ δεῖ, οὐδ' ὅλως τῶν τοιούτων οὐδέν· ὅσα δὲ πρὸς ὑγίειάν ἐστιν ἢ πρὸς εὐεξίαν ἡδέα ὄντα, τούτων ὀρέξεται μετρίως καὶ ὡς δεῖ, καὶ τῶν ἄλλων ἡδέων μὴ ἐμποδίων τούτοις ὄντων ἢ παρὰ τὸ καλὸν ἢ ὑπὲρ τὴν οὐσίαν. ὁ γὰρ οὕτως ἔχων μᾶλλον ἀγαπᾷ τὰς τοιαύτας ἡδονὰς τῆς ἀξίας· ὁ δὲ σώφρων οὐ τοιοῦτος, ἀλλ' ὡς ὁ ὀρθὸς λόγος.

15 ἑκουσίῳ δὲ μᾶλλον ἔοικεν ἡ ἀκολασία τῆς δειλίας. XII
ἣ μὲν γὰρ δι' ἡδονήν, ἣ δὲ διὰ λύπην, ὧν τὸ μὲν αἱρετόν, τὸ δὲ φευκτόν· καὶ ἡ μὲν λύπη ἐξίστησι καὶ φθείρει τὴν 2
τοῦ ἔχοντος φύσιν, ἡ δὲ ἡδονὴ οὐδὲν τοιοῦτο ποιεῖ. μᾶλλον δὴ ἑκούσιον. διὸ καὶ ἐπονειδιστότερον. καὶ γὰρ ἐθισθῆναι ῥᾷον πρὸς αὐτά· πολλὰ γὰρ ἐν τῷ βίῳ τὰ τοιαῦτα, καὶ οἱ ἐθισμοὶ ἀκίνδυνοι, ἐπὶ δὲ τῶν φοβερῶν ἀνάπαλιν. δόξειε 3
δ' ἂν οὐχ ὁμοίως ἑκούσιον ἡ δειλία εἶναι τοῖς καθ' ἕκαστον· αὐτὴ μὲν γὰρ ἄλυπος, ταῦτα δὲ διὰ λύπην ἐξίστησιν, ὥστε καὶ τὰ ὅπλα ῥίπτειν καὶ τὰ ἄλλα ἀσχημονεῖν· διὸ καὶ δοκεῖ βίαια εἶναι. τῷ δ' ἀκολάστῳ ἀνάπαλιν τὰ μὲν καθ' ἕκαστα 4
ἑκούσια (ἐπιθυμοῦντι γὰρ καὶ ὀρεγομένῳ), τὸ δ' ὅλον ἧττον. οὐθεὶς γὰρ ἐπιθυμεῖ ἀκόλαστος εἶναι.

τὸ δ' ὄνομα τῆς ἀκολασίας καὶ ἐπὶ τὰς παιδικὰς ἁμαρτίας 5
1119b φέρομεν· ἔχουσι γάρ τινα ὁμοιότητα. πότερον δ' ἀπὸ ποτέρου καλεῖται, οὐθὲν πρὸς τὰ νῦν διαφέρει, δῆλον δ' ὅτι τὸ ὕστερον

13. οὐδ' — οὐδὲ Rassow: οὐθ' — οὔτε codd. ‖ 14. οὐδ'] οὔτ' K^b, οὔτε δ' O^b ‖ 15. ἢ δεῖ Γ: ἢ δεῖ οὐθ' ἓν K^b, ἢ δεῖ οὐθενὶ cett. ‖ ὅτι K^b ‖ οὐδὲν· ὅσα Bekker: οὐδενὸς ἃ K^bO^b, οὐδενὸς ὅσα L^bM^b ‖ 20. ἀξίας] οὐσίας K^b ‖ 25. δὴ Argyropylos: δ' ‖ ἐπονείδιστον K^b ‖ 26. ῥᾴδιον $K^bM^bO^b$ ‖ 28. ἑκούσιον ΓN^b: φευκτὸν cett. ‖ 29. αὐτὴ Bekker: αὕτη codd. ‖ ταῦτα] τὰ K^b ‖ 34. καὶ om. L^bM^b.

(XII)
6 *ἀπὸ τοῦ προτέρου. οὐ κακῶς δ' ἔοικεν μετενηνέχθαι· κεκολάσθαι
γὰρ δεῖ τὸ τῶν αἰσχρῶν ὀρεγόμενον καὶ πολλὴν αὔξησιν ἔχον,
τοιοῦτον δὲ μάλιστα ἡ ἐπιθυμία καὶ ὁ παῖς· κατ' ἐπιθυμίαν
γὰρ ζῶσιν καὶ τὰ παιδία, καὶ μάλιστα ἐν τούτοις ἡ τοῦ ἡδέος*
7 *ὄρεξις. εἰ οὖν μὴ ἔσται εὐπειθὲς καὶ ὑπὸ τὸ ἄρχον, ἐπὶ πολὺ
ἥξει· ἄπληστος γὰρ ἡ τοῦ ἡδέος ὄρεξις καὶ πανταχόθεν τῷ
ἀνοήτῳ, καὶ ἡ τῆς ἐπιθυμίας ἐνέργεια αὔξει τὸ συγγενές,
κἂν μεγάλαι καὶ σφοδραὶ ὦσιν, καὶ τὸν λογισμὸν ἐκκρούουσιν.
διὸ δεῖ μετρίας εἶναι αὐτὰς καὶ ὀλίγας, καὶ τῷ λόγῳ μη-*
8 *θὲν ἐναντιοῦσθαι. τὸ δὲ τοιοῦτον εὐπειθὲς λέγομεν καὶ κεκο-
λασμένον· ὥσπερ γὰρ τὸν παῖδα δεῖ κατὰ τὸ πρόσταγμα
τοῦ παιδαγωγοῦ ζῆν, οὕτως καὶ τὸ ἐπιθυμητικὸν κατὰ τὸν*
9 *λόγον. διὸ δεῖ τοῦ σώφρονος τὸ ἐπιθυμητικὸν συμφωνεῖν
τῷ λόγῳ· σκοπὸς γὰρ ἀμφοῖν τὸ καλόν, καὶ ἐπιθυμεῖ ὁ
σώφρων ὧν δεῖ καὶ ὡς δεῖ καὶ ὅτε· οὕτω δὲ τάττει καὶ ὁ
λόγος.*

Δ.

Δ I *ταῦτ' οὖν ἡμῖν εἰρήσθω περὶ σωφροσύνης· λέγω-
μεν δ' ἑξῆς περὶ ἐλευθεριότητος. δοκεῖ δὲ εἶναι ἡ περὶ χρή-
ματα μεσότης· ἐπαινεῖται γὰρ ὁ ἐλευθέριος οὐκ ἐν τοῖς
πολεμικοῖς, οὐδ' ἐν οἷς ὁ σώφρων, οὐδ' αὖ ἐν ταῖς κρί-
σεσιν, ἀλλὰ περὶ δόσιν χρημάτων καὶ λῆψιν, μᾶλλον δὲ*
2 *ἐν τῇ δόσει. χρήματα δὲ λέγομεν πάντα ὅσων ἡ ἀξία νο-*
3 *μίσματι μετρεῖται. ἔστι δὲ καὶ ἡ ἀσωτία καὶ ἡ ἀνελευθερία
περὶ χρήματα ὑπερβολαὶ καὶ ἐλλείψεις· καὶ τὴν μὲν ἀνε-
λευθερίαν προσάπτομεν ἀεὶ τοῖς μᾶλλον ἢ δεῖ περὶ χρή-
ματα σπουδάζουσιν, τὴν δὲ ἀσωτίαν ἐπιφέρομεν ἐνίοτε συμ-*

1119 b, 4. *τὸ*] *τὸν* $K^b M^b$ ‖ *πολλὴν ἕξιν αὔξησιν* K^b ‖ 6. *καὶ* ante *μάλιστα* om. $K^b M^b$ ‖ *ἡ*] *γὰρ καὶ ἡ* K^b ‖ 8. *πάντοθεν* K^b ‖ 12. *καὶ* om. K^b ‖ 13. *γὰρ*] *δὲ* $K^b O^b$ ‖ 14. *κατὰ* — 15. *ἐπιθυμητικόν* om. K^b ‖ 16. *τῷ* om. K^b ‖ 22. *δὲ καὶ ἑξῆς* K^b ‖ *δοκεῖ δὴ* Bywater ‖ *ἡ* add. K^b ‖ 27. *ἡ* alterum om. pr. K^b.

(I)

πλέκοντες· τοὺς γὰρ ἀκρατεῖς καὶ εἰς ἀκολασίαν δαπανηροὺς
ἀσώτους καλοῦμεν. διὸ καὶ φαυλότατοι δοκοῦσιν εἶναι· 4
πολλὰς γὰρ ἅμα κακίας ἔχουσιν. οὐ δὴ οἰκείως προσαγο-
ρεύονται· βούλεται γὰρ ἄσωτος εἶναι ὁ ἕν τι κακὸν ἔχων, 5
1120a τὸ φθείρειν τὴν οὐσίαν· ἄσωτος γὰρ ὁ δι' αὑτὸν ἀπολλύμε-
νος, δοκεῖ δὲ ἀπώλειά τις αὑτοῦ εἶναι καὶ ἡ τῆς οὐσίας φθορά,
ὡς τοῦ ζῆν διὰ τούτων ὄντος.

οὕτω δὴ τὴν ἀσωτίαν ἐκδεχόμεθα· ὧν δ' ἔστι χρεία, ἔστιν 6
τούτοις χρῆσθαι καὶ εὖ καὶ κακῶς· ὁ πλοῦτος δ' ἐστὶν τῶν χρη-
σίμων· ἑκάστῳ δ' ἄριστα χρῆται ὁ ἔχων τὴν περὶ τοῦτο ἀρετήν·
καὶ πλούτῳ δὴ χρήσεται ἄριστα ὁ ἔχων τὴν περὶ τὰ χρήματα ἀρε-
τήν. οὗτος δ' ἐστὶν ὁ ἐλευθέριος. χρῆσις δ' εἶναι δοκεῖ χρημά- 7
των δαπάνη καὶ δόσις· ἡ δὲ λῆψις καὶ ἡ φυλακὴ κτῆσις μᾶλλον.
διὸ μᾶλλόν ἐστι τοῦ ἐλευθερίου τὸ διδόναι οἷς δεῖ ἢ λαμβάνειν
ὅθεν δεῖ καὶ μὴ λαμβάνειν ὅθεν οὐ δεῖ. τῆς γὰρ ἀρετῆς μᾶλλον
τὸ εὖ ποιεῖν ἢ τὸ εὖ πάσχειν, καὶ τὰ καλὰ πράττειν μᾶλ-
λον ἢ τὰ αἰσχρὰ μὴ πράττειν· οὐκ ἄδηλον δ' ὅτι τῇ μὲν 8
δόσει ἕπεται τὸ εὖ ποιεῖν καὶ τὸ καλὰ πράττειν, τῇ δὲ λή-
ψει τὸ εὖ πάσχειν ἢ μὴ αἰσχροπραγεῖν. καὶ ἡ χάρις τῷ
διδόντι, οὐ τῷ μὴ λαμβάνοντι, καὶ ὁ ἔπαινος δὲ μᾶλλον.
καὶ ῥᾷον δὲ τὸ μὴ λαβεῖν τοῦ δοῦναι· τὸ γὰρ οἰκεῖον ἧττον 9
προΐενται μᾶλλον ἢ οὐ λαμβάνουσι τὸ ἀλλότριον. καὶ ἐλευ- 10
θέριοι δὲ λέγονται οἱ διδόντες· οἱ δὲ μὴ λαμβάνοντες οὐκ
εἰς ἐλευθεριότητα ἐπαινοῦνται, ἀλλ' οὐχ ἧττον εἰς δικαιοσύνην·
οἱ δὲ λαμβάνοντες οὐδ' ἐπαινοῦνται πάνυ. φιλοῦνται δὲ σχε- 11
δὸν μάλιστα οἱ ἐλευθέριοι τῶν ἀπ' ἀρετῆς· ὠφέλιμοι γάρ,
τοῦτο δ' ἐν τῇ δόσει. αἱ δὲ κατ' ἀρετὴν πράξεις καλαὶ καὶ 12

33. δὲ Γ ‖ 34. τι om. $K^b O^b$ ‖ 1120a, 4. χρεία] χρεία τις $L^b M^b$ ‖ 6. τοῦτο] ἕκαστον $K^b M^b$ ‖ 7. δὲ K^b ‖ 9. δαπανητικὴ δόσις M^b ‖ 14. τὰ καλὰ Noetel ‖ 16. μὴ om. pr. K^b et M^b ‖ 17. λαμβάνειν $L^b M^b$ ‖ 21. σχεδόν om. $K^b M^b$ ‖ 22. τῶν ἀπ' ἀρετῆς om. K^b.

(I)
τοῦ καλοῦ ἕνεκα. καὶ ὁ ἐλευθέριος οὖν δώσει τοῦ καλοῦ ἕνεκα,
καὶ ὀρθῶς· οἷς γὰρ δεῖ καὶ ὅσα καὶ ὅτε, καὶ τἆλλα ὅσα
13 ἕπεται τῇ ὀρθῇ δόσει. καὶ ταῦτα ἡδέως ἢ ἀλύπως· τὸ γὰρ
14 κατ' ἀρετὴν ἡδὺ ἢ ἄλυπον, ἥκιστα δὲ λυπηρόν. ὁ δὲ διδοὺς
οἷς μὴ δεῖ, ἢ μὴ τοῦ καλοῦ ἕνεκα ἀλλὰ διά τιν' ἄλλην
αἰτίαν, οὐκ ἐλευθέριος ἀλλὰ ἄλλος τις ῥηθήσεται. οὐδ' ὁ
λυπηρῶς· μᾶλλον γὰρ ἕλοιτ' ἂν τὰ χρήματα τῆς καλῆς
15 πράξεως, τοῦτο δ' οὐκ ἐλευθερίου. οὐδὲ λήψεται δὲ ὅθεν μὴ
δεῖ· οὐδὲ γάρ ἐστι τοῦ μὴ τιμῶντος τὰ χρήματα ἡ τοιαύτη
16 λῆψις. οὐκ ἂν εἴη δὲ οὐδ' αἰτητικός· οὐ γάρ ἐστι τοῦ εὖ ποι-
17 οῦντος εὐχερῶς εὐεργετεῖσθαι. ὅθεν δὲ δεῖ, λήψεται [[οἷον ἀπὸ
τῶν ἰδίων κτημάτων]] οὐχ ὡς καλὸν ἀλλ' ὡς ἀναγκαῖον, 1120b
ὅπως ἔχῃ διδόναι. οὐδ' ἀμελήσει τῶν ἰδίων, βουλόμενός γε
διὰ τούτων τισὶν ἐπαρκεῖν. οὐδὲ τοῖς τυχοῦσιν δώσει, ἵνα ἔχῃ
18 διδόναι οἷς δεῖ καὶ ὅτε καὶ οὗ καλόν. ἐλευθερίου δ' ἐστὶν
σφόδρα καὶ τὸ ὑπερβάλλειν ἐν τῇ δόσει, ὥστε καταλείπειν
ἑαυτῷ ἐλάττω· τὸ γὰρ μὴ βλέπειν ἐφ' ἑαυτὸν ἐλευθερίου.
19 κατὰ τὴν οὐσίαν δ' ἡ ἐλευθεριότης λέγεται· οὐ γὰρ ἐν τῷ
πλήθει τῶν διδομένων τὸ ἐλευθέριον, ἀλλ ἐν τῇ τοῦ διδόντος
ἕξει, αὕτη δὲ κατὰ τὴν οὐσίαν δίδωσιν. οὐθὲν δὴ κωλύει
ἐλευθεριώτερον εἶναι τὸν τὰ ἐλάττω διδόντα, ἐὰν ἀπ' ἐλατ-
20 τόνων διδῷ. ἐλευθεριώτεροι δὲ εἶναι δοκοῦσιν οἱ μὴ κτησά-
μενοι ἀλλὰ παραλαβόντες τὴν οὐσίαν· ἄπειροί τε γὰρ τῆς
ἐνδείας, καὶ πάντες ἀγαπῶσι μᾶλλον τὰ αὑτῶν ἔργα,
ὥσπερ οἱ γονεῖς καὶ οἱ ποιηταί. πλουτεῖν δ' οὐ ῥᾴδιον τὸν
ἐλευθέριον, μήτε ληπτικὸν ὄντα μήτε φυλακτικόν, προετικὸν
δὲ καὶ μὴ τιμῶντα δι' αὑτὰ τὰ χρήματα ἀλλ' ἕνεκα τῆς

30. αἱροῖτ' $L^b M^b$ ‖ 32. οὐ K^b ‖ μὴ et τὰ χρήματα om. K^b ‖ 1120b, 2. ἰδίων] οἰκείων $L^b M^b$ ‖ 4. ὅτε καὶ οὗ] ὅπου K^b ‖ 5. καταλιπεῖν K^b ‖ 6. ἐπιβλέπειν $L^b O^b$ ‖ 7. δ' ἡ] δὴ pr. K^b ‖ 9. οὐδὲν δὴ] ὅθεν οὐθὲν $L^b M^b$.

δόσεως. διὸ καὶ ἐγκαλεῖται τῇ τύχῃ ὅτι οἱ μάλιστα ἄξιοι 21
ὄντες ἥκιστα πλουτοῦσιν. συμβαίνει δ' οὐκ ἀλόγως τοῦτο· οὐ
γὰρ οἷόν τε χρήματα ἔχειν μὴ ἐπιμελούμενον ὅπως ἔχῃ, ὥσπερ
οὐδ' ἐπὶ τῶν ἄλλων. οὐ μὴν δώσει γε οἷς οὐ δεῖ οὐδ' ὅτε μὴ 22
δεῖ, οὐδ' ὅσα ἄλλα τοιαῦτα· οὐ γὰρ ἂν ἔτι πράττοι κατὰ
τὴν ἐλευθεριότητα, καὶ εἰς ταῦτα ἀναλώσας οὐκ ἂν ἔχοι εἰς
ἃ δεῖ ἀναλίσκειν. ὥσπερ γὰρ εἴρηται, ἐλευθέριός ἐστιν ὁ 23
κατὰ τὴν οὐσίαν δαπανῶν καὶ εἰς ἃ δεῖ· ὁ δ' ὑπερβάλλων
ἄσωτος. διὸ τοὺς τυράννους οὐ λέγομεν ἀσώτους· τὸ γὰρ πλῆ-
θος τῆς κτήσεως οὐ δοκεῖ ῥᾴδιον εἶναι ταῖς δόσεσι καὶ ταῖς
δαπάναις ὑπερβάλλειν. τῆς ἐλευθεριότητος δὴ μεσότητος 24
οὔσης περὶ χρημάτων δόσιν καὶ λῆψιν, ὁ ἐλευθέριος καὶ
δώσει καὶ δαπανήσει εἰς ἃ δεῖ καὶ ὅσα δεῖ, ὁμοίως ἐν μι-
κροῖς καὶ μεγάλοις, καὶ ταῦτα ἡδέως· καὶ λήψεται δ' ὅθεν
δεῖ καὶ ὅσα δεῖ. τῆς ἀρετῆς γὰρ περὶ ἄμφω οὔσης μεσότη-
τος, ποιήσει ἀμφότερα ὡς δεῖ. ἕπεται γὰρ τῇ ἐπιεικεῖ δό-
σει ἡ τοιαύτη λῆψις, ἡ δὲ μὴ τοιαύτη ἐναντία ἐστίν· αἱ μὲν
οὖν ἑπόμεναι γίνονται ἅμα ἐν τῷ αὐτῷ, αἱ δ' ἐναντίαι δῆ-
1121a λον ὡς οὔ. ἐὰν δὲ παρὰ τὸ δέον καὶ τὸ καλῶς ἔχον συμ- 25
βαίνῃ αὐτῷ ἀναλίσκειν, λυπήσεται, μετρίως δὲ καὶ ὡς δεῖ·
τῆς ἀρετῆς γὰρ καὶ ἥδεσθαι καὶ λυπεῖσθαι ἐφ' οἷς δεῖ καὶ
ὡς δεῖ. καὶ εὐκοινώνητος δ' ἐστὶν ὁ ἐλευθέριος εἰς χρήματα· 26
δύναται γὰρ ἀδικεῖσθαι, μὴ τιμῶν γε τὰ χρήματα, καὶ 27
μᾶλλον ἀχθόμενος εἴ τι δέον μὴ ἀνάλωσεν ἢ λυπούμενος εἰ
μὴ δέον τι ἀνάλωσεν, καὶ τῷ Σιμωνίδῃ οὐκ ἀρεσκόμενος.
3 ὁ δ' ἄσωτος καὶ ἐν τούτοις διαμαρτάνει· οὔτε γὰρ ἥδεται 28
ἐφ' οἷς δεῖ οὐδὲ ὡς δεῖ οὔτε λυπεῖται· ἔσται δὲ προϊοῦσι φανε-
ρώτερον. εἴρηται δ' ἡμῖν ὅτι ὑπερβολαὶ καὶ ἐλλείψεις εἰσὶν 29

20. οὐθ' K^b ‖ 22. αὐτὰ $L^b M^b$ ‖ 29. δεῖ post ὅσα om. K^b ‖ 30. δ' add. $K^b O^b$ ‖ 1121a, 4. καὶ om. $K^b O^b$ ‖ 7. Σιμωνίδου? Bywater ‖ 9. οὐδὲ ὡς δεῖ Coraes: οὔτε ὡς δεῖ L^b, om. K^b ‖ post λυπεῖται add. οὔτε ὡς δεῖ $K^b O^b$ ‖ 10. δ'] γὰρ Susemihl.

(I)
ἡ ἀσωτία καὶ ἡ ἀνελευθερία, καὶ ἐν δυσίν, ἐν δόσει καὶ λή-
ψει· καὶ τὴν δαπάνην γὰρ εἰς τὴν δόσιν τίθεμεν. ἡ μὲν οὖν
ἀσωτία τῷ διδόναι καὶ μὴ λαμβάνειν ὑπερβάλλει, τῷ δὲ
λαμβάνειν ἐλλείπει, ἡ δ' ἀνελευθερία τῷ διδόναι μὲν ἐλ-
30 λείπει, τῷ λαμβάνειν δ' ὑπερβάλλει, πλὴν ἐπὶ μικροῖς. τὰ
μὲν οὖν τῆς ἀσωτίας οὐ πάνυ συνδυάζεται (οὐ γὰρ ῥᾴδιον
μηδαμόθεν λαμβάνοντα πᾶσιν διδόναι· ταχέως γὰρ ἐπιλεί-
πει ἡ οὐσία τοὺς ἰδιώτας διδόντας, οἵπερ καὶ δοκοῦσιν ἄσωτοι
31 εἶναι)· ἐπεὶ ὅ γε τοιοῦτος δόξειεν ἂν οὐ μικρῷ βελτίων εἶναι
τοῦ ἀνελευθέρου. εὐίατός τε γάρ ἐστι καὶ ὑπὸ τῆς ἡλικίας
καὶ ὑπὸ τῆς ἀπορίας, καὶ ἐπὶ τὸ μέσον δύναται ἐλθεῖν.
ἔχει γὰρ τὰ τοῦ ἐλευθερίου· καὶ γὰρ δίδωσιν καὶ οὐ λαμβά-
νει, οὐδέτερον δὲ ὡς δεῖ οὐδ' εὖ. εἰ δὴ τοῦτο ἐθισθείη ἤ πως
ἄλλως μεταβάλοι, εἴη ἂν ἐλευθέριος· δώσει γὰρ οἷς δεῖ,
καὶ λήψεται ὅθεν δεῖ. διὸ καὶ δοκεῖ οὐκ εἶναι φαῦλος τὸ
ἦθος· οὐ γὰρ μοχθηροῦ οὐδ' ἀγεννοῦς τὸ ὑπερβάλλειν δι-
32 δόντα καὶ μὴ λαμβάνοντα, ἠλιθίου δέ. ὁ δὲ τοῦτον τὸν τρό-
πον ἄσωτος πολὺ δοκεῖ βελτίων τοῦ ἀνελευθέρου εἶναι διά τε
τὰ εἰρημένα, καὶ ὅτι ὃ μὲν ὠφελεῖ πολλούς, ὃ δὲ οὐθένα,
33 ἀλλ' οὐδ' αὑτόν· ἀλλ' οἱ πολλοὶ τῶν ἀσώτων, καθάπερ
εἴρηται, καὶ λαμβάνουσιν ὅθεν μὴ δεῖ, καὶ εἰσὶν κατὰ τοῦτο
34 ἀνελεύθεροι. ληπτικοὶ δὲ γίνονται διὰ τὸ βούλεσθαι μὲν ἀνα-
λίσκειν, εὐχερῶς δὲ τοῦτο ποιεῖν μὴ δύνασθαι· ταχὺ γὰρ

11. *ἐν δυσίν* om. $K^b O^b$ ‖ 13. *καὶ μὴ λαμβάνειν* om. L^b, secl. Noetel ‖ *τῷ δὲ* — 15. *ὑπερβάλλει* om. K^b ‖ 15. *ἐπὶ*] *ἐν* $L^b M^b$ ‖ 16. *συναύξεται* M^b, *συναύξουσι* L^b ‖ 18. *εἴπερ* Vermehren ‖ 19. *ἔπειθ'* Zwinger ‖ 20. *καὶ γὰρ δίδωσι καὶ οὐ λαμβάνει* ante *εὐίατος* add. $L^b M^b$ ‖ *εὐίατος τε*] *ἰατὸς* pr. K^b et Aspasius ‖ 24. *μεταβάλλοι* $K^b M^b O^b$ ‖ *οἷς*] *οὗ* K^b ‖ 25. *οὐ* ante *λήψεται* et ante *δεῖ* add. $M^b L^b$ ‖ 27. *δὴ* Heliodorus ‖ 28. *τε* om. $K^b O^b$ ‖ 33. *δὲ*] *δὲ μὴ* K^b ‖ *μὴ δύνασθαι* om. $K^b O^b$.

(I)

ἐπιλείπει αὐτοὺς τὰ ὑπάρχοντα· ἀναγκάζονται οὖν ἑτέρωθεν
1121b πορίζειν. ἅμα δὲ καὶ διὰ τὸ μηδὲν τοῦ καλοῦ φροντίζειν ὀλι-
γώρως καὶ πάντοθεν λαμβάνουσιν· διδόναι γὰρ ἐπιθυμοῦσιν,
τὸ δὲ πῶς ἢ πόθεν οὐδὲν αὐτοῖς διαφέρει. διόπερ οὐδ' ἐλευ- 35
θέριοι αἱ δόσεις αὐτῶν εἰσίν· οὐ γὰρ καλαί, οὐδὲ τούτου ἕνεκα,
οὐδὲ ὡς δεῖ· ἀλλ' ἐνίοτε οὓς δεῖ πένεσθαι, τούτους πλουσίους
ποιοῦσιν, καὶ τοῖς μὲν μετρίοις τὰ ἤθη οὐδὲν ἂν δοῖεν, τοῖς
δὲ κόλαξιν ἤ τιν' ἄλλην ἡδονὴν πορίζουσι πολλά. διὸ καὶ
ἀκόλαστοι αὐτῶν εἰσιν οἱ πολλοί· εὐχερῶς γὰρ ἀναλίσκοντες
καὶ εἰς τὰς ἀκολασίας δαπανηροί εἰσιν, καὶ διὰ τὸ μὴ πρὸς
τὸ καλὸν ζῆν πρὸς τὰς ἡδονὰς ἀποκλίνουσιν.

ὁ μὲν οὖν ἄσωτος ἀπαιδαγώγητος γενόμενος εἰς ταῦτα 36
μεταβαίνει, τυχὼν δ' ἐπιμελείας εἰς τὸ μέσον καὶ τὸ δέον ἀφί-
κοιτ' ἄν· ἡ δ' ἀνελευθερία ἀνίατός ἐστιν. δοκεῖ γὰρ τὸ γῆρας 37
καὶ πᾶσα ἀδυναμία ἀνελευθέρους ποιεῖν. καὶ συμφυέστερον τοῖς
ἀνθρώποις τῆς ἀσωτίας· οἱ γὰρ πολλοὶ φιλοχρήματοι μᾶλλον
ἢ δοτικοί. καὶ διατείνει δ' ἐπὶ πολύ, καὶ πολυειδές ἐστιν· 38
πολλοὶ γὰρ τρόποι δοκοῦσιν τῆς ἀνελευθερίας εἶναι. ἐν δυσὶ
γὰρ οὖσα, τῇ τ' ἐλλείψει τῆς δόσεως καὶ τῇ ὑπερβολῇ τῆς
λήψεως, οὐ πᾶσιν ὁλόκληρος παραγίνεται, ἀλλ' ἐνίοτε χω-
ρίζεται, καὶ οἳ μὲν τῇ λήψει ὑπερβάλλουσιν, οἳ δὲ τῇ δό-
σει ἐλλείπουσιν. οἱ μὲν γὰρ ἐν ταῖς τοιαύταις προσηγορίαις 39
οἷον φειδωλοὶ γλίσχροι κίμβικες, πάντες τῇ δόσει ἐλλεί-
πουσι, τῶν δ' ἀλλοτρίων οὐκ ἐφίενται οὐδὲ βούλονται λαμβά-
νειν, οἳ μὲν διά τινα ἐπιείκειαν καὶ εὐλάβειαν τῶν αἰσχρῶν
(δοκοῦσι γὰρ ἔνιοι ἢ φασί γε διὰ τοῦτο φυλάττειν, ἵνα μή
ποτ' ἀναγκασθῶσιν αἰσχρόν τι πρᾶξαι· τούτων δὲ καὶ ὁ
κυμινοπρίστης καὶ πᾶς ὁ τοιοῦτος· ὠνόμασται δ' ἀπὸ τῆς
ὑπερβολῆς τοῦ μηδὲν ἂν δοῦναι), οἳ δ' αὖ διὰ φόβον ἀπέ-

1121b, 4. αὐτοῦ post τούτου add. $L^b M^b$ ‖ 7. τὴν K^b ‖ 12. καὶ εἰς τὸ K^b ‖ 13. γ' ante ἐστιν add. K^b, τ' Bywater ‖ 25. ἢ om. pr. K^b ‖ 28. μηδὲν ἂν K^b: μηθὲν M^b, μηθένα L^b, μηθενὶ ἂν O^b.

(I)
χονται τῶν ἀλλοτρίων ὡς οὐ ῥᾴδιον τὸ αὐτὸν μὲν τὰ ἑτέρων
λαμβάνειν, τὰ δ' αὑτοῦ ἑτέρους μή, ἀρέσκει οὖν αὐτοῖς τὸ
40 μήτε λαμβάνειν μήτε διδόναι· οἱ δ' αὖ κατὰ τὴν λῆψιν
ὑπερβάλλουσιν τῷ πάντοθεν λαμβάνειν καὶ πᾶν, οἷον οἱ
τὰς ἀνελευθέρους ἐργασίας ἐργαζόμενοι, πορνοβοσκοὶ καὶ
πάντες οἱ τοιοῦτοι, καὶ τοκισταὶ κατὰ μικρὸν ἐπὶ πολλῷ.
πάντες γὰρ οὗτοι ὅθεν οὐ δεῖ λαμβάνουσιν, καὶ ὁπόσον 1122a
41 οὐ δεῖ. κοινὸν δ' ἐπ' αὐτοῖς ἡ αἰσχροκέρδεια φαίνεται. πάντες
γὰρ ἕνεκα κέρδους, καὶ τούτου μικροῦ, ὀνείδη ὑπομένουσιν.
42 τοὺς γὰρ τὰ μεγάλα μὴ ὅθεν δὲ δεῖ λαμβάνοντας, μηδὲ ἃ δεῖ,
οὐ λέγομεν ἀνελευθέρους, οἷον τοὺς τυράννους πόλεις πορθοῦν-
τας καὶ ἱερὰ συλῶντας, ἀλλὰ πονηροὺς μᾶλλον καὶ ἀσεβεῖς καὶ
13 ἀδίκους. ὁ μέντοι κυβευτὴς καὶ ὁ λωποδύτης καὶ ὁ λῃστὴς
τῶν ἀνελευθέρων εἰσίν, αἰσχροκερδεῖς γάρ. κέρδους γὰρ ἕνε-
κεν ἀμφότεροι πραγματεύονται καὶ ὀνείδη ὑπομένουσιν, καὶ
οἱ μὲν κινδύνους τοὺς μεγίστους ἕνεκα τοῦ λήμματος, οἱ δ' ἀπὸ
τῶν φίλων κερδαίνουσιν, οἷς δεῖ διδόναι. ἀμφότεροι δὴ ὅθεν
οὐ δεῖ κερδαίνειν βουλόμενοι αἰσχροκερδεῖς, καὶ πᾶσαι δὴ αἱ
44 τοιαῦται λήψεις ἀνελεύθεροι. εἰκότως δὲ τῇ ἐλευθεριότητι
ἀνελευθερία ἐναντίον λέγεται· μεῖζόν τε γὰρ κακόν ἐστι τῆς
ἀσωτίας, καὶ μᾶλλον ἐπὶ ταύτην ἁμαρτάνουσιν ἢ κατὰ τὴν
λεχθεῖσαν ἀσωτίαν.

45 περὶ μὲν οὖν ἐλευθεριότητος καὶ τῶν ἀντικειμένων 4
II κακιῶν τοσαῦτα εἰρήσθω· δόξειε δ' ἂν ἀκόλουθον εἶναι
καὶ περὶ μεγαλοπρεπείας διελθεῖν. δοκεῖ γὰρ καὶ αὐτὴ
περὶ χρήματά τις ἀρετὴ εἶναι. οὐχ ὥσπερ δ' ἡ ἐλευ-

29. τὸ] τὸν $L^b M^b$, om. K^b ‖ 30. ἀρέσκειν $K^b L^b M^b$ ‖ 34. κατὰ μικρὸν] καὶ τὰ μικρὰ $L^b O^b$, καὶ τὰ μικρὸν καὶ pr. K^b ‖ 1122a, 1 καὶ] τε καὶ K^b ‖ ὁπότε K^b ‖ 7. ὁ ante λωποδύτης om. K^b ‖ 8. εἰσίν om. K^b ‖ ἕνεκεν] ἕνεκα μικροῦ Ramsauer ‖ 13. δὴ Γ ‖ 15. ταῦτα pr. $K^b L^b$, ταύτης M^b ‖ 19. αὕτη Coraes.

(II)

θεριότης διατείνει περὶ πάσας τὰς ἐν χρήμασι πράξεις,
ἀλλὰ περὶ τὰς δαπανηρὰς μόνον· ἐν τούτοις δ' ὑπερ-
έχει τῆς ἐλευθεριότητος μεγέθει. καθάπερ γὰρ τοὔνομα
αὐτὸ ὑποσημαίνει, ἐν μεγέθει πρέπουσα δαπάνη ἐστίν. τὸ 2
δὲ μέγεθος πρός τι· οὐ γὰρ τὸ αὐτὸ δαπάνημα τριηράρχῳ
καὶ ἀρχιθεωρῷ. τὸ πρέπον δὴ πρὸς αὐτόν, καὶ ἐν ᾧ καὶ
περὶ ὅ. ὁ δ' ἐν μικροῖς ἢ ἐν μετρίοις κατ' ἀξίαν δαπανῶν 3
οὐ λέγεται μεγαλοπρεπής, οἷον τὸ "πολλάκι δόσκον ἀλήτῃ"·
ἀλλ' ὁ ἐν μεγάλοις οὕτως. ὁ μὲν γὰρ μεγαλοπρεπὴς ἐλευ-
θέριος, ὁ δ' ἐλευθέριος οὐδὲν μᾶλλον μεγαλοπρεπής. τῆς 4
τοιαύτης δ' ἕξεως ἡ μὲν ἔλλειψις μικροπρέπεια καλεῖται,
ἡ δ' ὑπερβολὴ βαναυσία καὶ ἀπειροκαλία καὶ ὅσαι τοιαῦται,
οὐχ ὑπερβάλλουσαι τῷ μεγέθει περὶ ἃ δεῖ, ἀλλ' ἐν οἷς οὐ δεῖ
καὶ ὡς οὐ δεῖ λαμπρυνόμεναι· ὕστερον δ' ὑπὲρ αὐτῶν ἐροῦμεν.
ὁ δὲ μεγαλοπρεπὴς ἐπιστήμονι ἔοικεν. τὸ πρέπον γὰρ 5
δύναται θεωρῆσαι καὶ δαπανῆσαι μεγάλα ἐμμελῶς. ὥσπερ 6
γὰρ ἐν ἀρχῇ εἴπομεν, ἡ ἕξις ταῖς ἐνεργείαις ὁρίζεται, καὶ
ὧν ἐστίν· αἱ δὴ τοῦ μεγαλοπρεποῦς δαπάναι μεγάλαι καὶ
πρέπουσαι. τοιαῦτα δὴ καὶ τὰ ἔργα· οὕτω γὰρ ἔσται μέγα
δαπάνημα καὶ πρέπον ⟨, εἰ πρέπον⟩ τῷ ἔργῳ. ὥστε τὸ μὲν ἔργον
τῆς δαπάνης ἄξιον δεῖ εἶναι, τὴν δὲ δαπάνην τοῦ ἔργου, ἢ καὶ
ὑπερβάλλειν. δαπανήσει δὲ τὰ τοιαῦτα ὁ μεγαλοπρεπὴς τοῦ κα- 7
λοῦ ἕνεκα· κοινὸν γὰρ τοῦτο ταῖς ἀρεταῖς. καὶ ἔτι ἡδέως καὶ 8
προετικῶς· ἡ γὰρ ἀκριβολογία μικροπρεπές. καὶ πῶς κάλ- 9
λιστον καὶ πρεπωδέστατον, σκέψαιτ' ἂν μᾶλλον ἢ πόσου καὶ
πῶς ἐλαχίστου. ἀναγκαῖον δὴ καὶ ἐλευθέριον τὸν μεγαλο- 10

22. δαπανηράς· μόνον δ' pr. K^b ‖ δ' om. pr. K^b ‖ ὑπερέχειν pr. K^b (ν eras.) ‖ 27. ὅ] ἃ καὶ ὡς Thurot ‖ 29. οὗτος $K^bL^bO^b$ ‖ 34. καὶ ὡς οὐ δεῖ om. K^b ‖ δ' ὑπὲρ] δὲ περὶ L^bM^b ‖ 36. ὥσπερ — b, 2. ἐστίν secl. Ramsauer ‖ 1122b, 1. καὶ om. Par. 1417, del. Muenscher ‖ 2. δὲ? Rassow ‖ 4. καὶ] εἰ Lambinus ‖ εἰ πρέπον add. Rassow ‖ 5. δεῖν $K^bL^bM^b$.

(II)
πρεπῆ εἶναι· καὶ γὰρ ὁ ἐλευθέριος δαπανήσει ἃ δεῖ καὶ ὡς
δεῖ. ἐν τούτοις δὲ τὸ μέγα τοῦ μεγαλοπρεποῦς, οἷον μέγεθος
περὶ ταῦτα τῆς ἐλευθεριότητος οὔσης, καὶ ἀπὸ τῆς ἴσης
δαπάνης τὸ ἔργον ποιήσει μεγαλοπρεπέστερον. οὐ γὰρ ἡ αὐτὴ
ἀρετὴ κτήματος καὶ ἔργου. κτῆμα μὲν γὰρ τὸ πλείστου ἄξιον
τιμιώτατον, οἷον χρυσός, ἔργον δὲ τὸ μέγα καὶ καλόν. τοῦ
γὰρ τοιούτου ἡ θεωρία θαυμαστή, τὸ δὲ μεγαλοπρεπὲς θαυ-
μαστόν· καὶ ἔστιν ἔργου ἀρετὴ μεγαλοπρέπεια ἐν μεγέθει.
11 ἔστιν δὲ τῶν δαπανημάτων οἷα λέγομεν τὰ τίμια, οἷον τὰ
περὶ θεούς, ἀναθήματα καὶ κατασκευαὶ καὶ θυσίαι, ὁμοίως
δὲ καὶ ὅσα περὶ πᾶν τὸ δαιμόνιον, καὶ ὅσα πρὸς τὸ κοινὸν
εὐφιλοτίμητα ἐστίν, οἷον εἴ που χορηγεῖν οἴονται δεῖν λαμ-
12 πρῶς ἢ τριηραρχεῖν ἢ καὶ ἑστιᾶν τὴν πόλιν. ἐν ἅπασι δ',
ὥσπερ εἴρηται, καὶ πρὸς τὸν πράττοντα ἀναφέρεται τὸ τίς
ὢν καὶ τίνων ὑπαρχόντων· ἄξια γὰρ δεῖ τούτων εἶναι, καὶ
13 μὴ μόνον τῷ ἔργῳ ἀλλὰ καὶ τῷ ποιοῦντι πρέπειν. διὸ πέ-
νης μὲν οὐκ ἂν εἴη μεγαλοπρεπής, οὐ γὰρ ἔστιν ἀφ' ὧν
πολλὰ δαπανήσει πρεπόντως· ὁ δ' ἐπιχειρῶν ἠλίθιος· παρὰ
14 τὴν ἀξίαν γὰρ καὶ τὸ δέον, κατ' ἀρετὴν δὲ τὸ ὀρθῶς· πρέ-
πει δὲ καὶ οἷς τοιαῦτα προϋπάρχει δι' αὐτῶν ἢ τῶν
προγόνων ἢ ὧν αὐτοῖς μέτεστι, καὶ τοῖς εὐγενέσι καὶ τοῖς
ἐνδόξοις καὶ ὅσα τοιαῦτα. πάντα γὰρ ταῦτα μέγεθος ἔχει

12. οἷον μέγεθος] ἄνευ μεγέθους Vermehren ‖ μέγεθος] an μεσότητος? cf. praefat. ‖ 13. ταὐτὰ rc. K^b ‖ οὔσης] λαβούσης Rassow, ἐχούσης Coraes ‖ 15. κτῆμα μὲν γὰρ] κτήματος μὲν γὰρ ἀρετὴ Par. 1417 et rc. K^b ‖ 18. μεγαλοπρέπεια ἀρετὴ L^bM^b probatum a Zellero Phil. Gr. II 2 p. 638, 4 ‖ ἐν μεγέθει secl. Scaliger ‖ 19. ante ἔστιν lacunam statuit Thurot ‖ 20. περὶ τοὺς θεοὺς L^bM^b ‖ 21. ὅσα ante περὶ om. pr. K^b et O^b ‖ 22. οἴονται δεῖν] οἷόν τε pr. K^b ‖ 30. οἷς τὰ τοιαῦτα L^bM^b ‖ 30. διὰ post ἢ add. L^bM^b.

(II)

καὶ ἀξίωμα. μάλιστα μὲν οὖν τοιοῦτος ὁ μεγαλοπρεπής, καὶ 15
ἐν τοῖς τοιούτοις δαπανήμασιν ἡ μεγαλοπρέπεια, ὥσπερ εἴρηται, μέγιστα γὰρ καὶ ἐντιμότατα· τῶν δὲ ἰδίων ὅσα
1123a εἰσάπαξ γίνεται, οἷον γάμος καὶ εἴ τι τοιοῦτον, καὶ εἰ περί τι ἡ πᾶσα πόλις σπουδάζει ἢ οἱ ἐν ἀξιώματι, καὶ περὶ ξένων δὲ ὑποδοχὰς καὶ ἀποστολάς, καὶ δωρεὰς καὶ ἀντιδωρεάς. οὐ γὰρ εἰς ἑαυτὸν δαπανηρὸς ὁ μεγαλοπρεπὴς ἀλλ' εἰς τὰ κοινά, τὰ δὲ δῶρα τοῖς ἀναθήμασιν ἔχει τι ὅμοιον.
μεγαλοπρεποῦς δὲ καὶ οἶκον κατασκευάσασθαι πρεπόντως 16
τῷ πλούτῳ (κόσμος γάρ τις καὶ οὗτος) καὶ περὶ ταῦτα μᾶλλον δαπανᾶν ὅσα πολυχρόνια τῶν ἔργων (κάλλιστα
γὰρ ταῦτα) καὶ ἐν ἑκάστοις τὸ πρέπον. οὐ γὰρ ταὐτὰ ἁρ- 17
μόζει θεοῖς καὶ ἀνθρώποις, οὐδ' ἐν ἱερῷ καὶ τάφῳ. καὶ ἐπεὶ τῶν δαπανημάτων ἕκαστον μέγα ἐν τῷ γένει, καὶ μεγαλοπρεπέστατον μὲν τὸ ἐν μεγάλῳ μέγα, ἐνταῦθα δὲ τὸ ἐν
τούτοις μέγα, καὶ διαφέρει τὸ ἐν τῷ ἔργῳ μέγα τοῦ ἐν τῷ 18
δαπανήματι (σφαῖρα μὲν γὰρ ἢ λήκυθος ἡ καλλίστη μεγαλοπρέπειαν ἔχει παιδικοῦ δώρου, ἡ δὲ τούτου τιμὴ μικρὸν καὶ
ἀνελεύθερον)· διὰ τοῦτό ἐστιν τοῦ μεγαλοπρεποῦς, ἐν ᾧ ἂν ποιῇ 19
γένει, μεγαλοπρεπῶς ποιεῖν (τὸ γὰρ τοιοῦτον οὐκ εὐυπέρβλητον), καὶ ἔχον κατ' ἀξίαν τοῦ δαπανήματος.

6 τοιοῦτος μὲν οὖν ὁ μεγαλοπρεπής, ὁ δ' ὑπερβάλλων 20
καὶ βάναυσος τῷ παρὰ τὸ δέον ἀναλίσκειν ὑπερβάλλει, ὥσπερ εἴρηται. ἐν γὰρ τοῖς μικροῖς τῶν δαπανημάτων πολλὰ ἀναλίσκει καὶ λαμπρύνεται παρὰ μέλος, οἷον ἐρανιστὰς γαμικῶς ἑστιῶν, καὶ κωμῳδοῖς χορηγῶν ἐν τῇ παρόδῳ πορφύραν εἰσφέρων, ὥσπερ οἱ Μεγαρεῖς. καὶ πάντα τὰ τοιαῦτα ποιήσει οὐ τοῦ καλοῦ ἕνεκα, ἀλλὰ τὸν πλοῦτον ἐπιδεικνύμενος, καὶ διὰ ταῦτα οἰόμενος θαυμάζεσθαι, καὶ οὗ μὲν δεῖ πολλὰ ἀνα-

34. *τοῖς* om. $L^b O^b$ ‖ 1123a, 2. *πᾶσα ἡ πόλις* $L^b M^b$ ‖ 3. *καὶ ἀντιδωρεάς* om. pr. K^b et O^b ‖ 10. *καὶ ἐπεὶ* Felicianus: *καὶ ἐπὶ* codd., *ἔτι* Scaliger ‖ 12. *ἁπλῶς* ante *μὲν* add. Bywater ‖ 14. *γὰρ*] *γὰρ ἡ καλλίστη* $K^b O^b$ ‖ 21. *μικροῖς*] *πολλοῖς* M^b ‖ 26. *ταῦτα*] *τὰ τοιαῦτα* $K^b O^b$.

(II)
21 λῶσαι, ὀλίγα δαπανῶν, οὗ δ' ὀλίγα, πολλά. ὁ δὲ μικρο-
πρεπὴς περὶ πάντα ἐλλείψει, καὶ τὰ μέγιστα ἀναλώσας ἐν
μικρῷ τὸ καλὸν ἀπολεῖ, καὶ ὅ τι ἂν ποιῇ μέλλων, καὶ
σκοπῶν πῶς ἂν ἐλάχιστον ἀναλώσαι, καὶ ταῦτα ὀδυρόμενος,
22 καὶ πάντα οἰόμενος μείζω ποιεῖν ἢ δεῖ. εἰσὶ μὲν οὖν αἱ ἕξεις
αὗται κακίαι, οὐ μὴν ὀνείδη γ' ἐπιφέρουσιν διὰ τὸ μήτε βλα-
βεραὶ τῷ πέλας εἶναι μήτε λίαν ἀσχήμονες.

III ἡ δὲ μεγαλοψυχία περὶ μεγάλα μὲν καὶ ἐκ τοῦ ὀνό- 7
2 ματος ἔοικεν εἶναι, περὶ ποῖα δ' ἐστὶν πρῶτον λάβωμεν. δια-
3 φέρει δ' οὐδὲν τὴν ἕξιν ἢ τὸν κατὰ τὴν ἕξιν σκοπεῖν. δοκεῖ 1123b
δὲ μεγαλόψυχος εἶναι ὁ μεγάλων αὑτὸν ἀξιῶν ἄξιος ὤν· ὁ
γὰρ μὴ κατ' ἀξίαν αὐτὸ ποιῶν ἠλίθιος, τῶν δὲ κατ' ἀρετὴν
οὐδεὶς ἠλίθιος οὐδὲ ἀνόητος. μεγαλόψυχος μὲν οὖν ὁ εἰρημένος
4 (ὁ γὰρ μικρῶν ἄξιος καὶ τούτων ἀξιῶν ἑαυτὸν σώφρων, μεγα-
5 λόψυχος δὲ οὔ· ἐν μεγέθει γὰρ ἡ μεγαλοψυχία, ὥσπερ καὶ
τὸ κάλλος ἐν μεγάλῳ σώματι, οἱ μικροὶ δὲ ἀστεῖοι καὶ σύμ-
6 μετροι, καλοὶ δ' οὔ)· ὁ δὲ μεγάλων ἑαυτὸν ἀξιῶν ἀνάξιος ὢν
7 χαῦνος (ὁ δὲ μειζόνων ἢ ἄξιος οὐ πᾶς χαῦνος)· ὁ δ' ἐλαττόνων
ἢ ἄξιος μικρόψυχος, ἐάν τε μεγάλων ἐάν τε μετρίων, ἐάν
τε καὶ μικρῶν ἄξιος ὢν ἔτι ἐλαττόνων αὑτὸν ἀξιοῖ. καὶ
μάλιστα ἂν δόξειεν ὁ μεγάλων ἄξιος· τί γὰρ ἂν ἐποίει, εἰ
8 μὴ τοσούτων ἦν ἄξιος; ἔστιν δὴ ὁ μεγαλόψυχος τῷ μὲν με-
γέθει ἄκρος, τῷ δὲ ὡς δεῖ μέσος (τοῦ γὰρ κατ' ἀξίαν αὑτὸν
9 ἀξιοῖ)· οἱ δ' ὑπερβάλλουσι καὶ ἐλλείπουσιν. εἰ δὲ δὴ μεγά-
λων ἑαυτὸν ἀξιοῖ ἄξιος ὤν, καὶ μάλιστα τῶν μεγίστων, περὶ
10 ἓν μάλιστα ἂν εἴη. ἡ δ' ἀξία λέγεται πρὸς τὰ ἐκτὸς ἀγαθά·
μέγιστον δὲ τοῦτ' ἂν θείημεν ὃ τοῖς θεοῖς ἀπονέμομεν, καὶ οὗ
μάλιστ' ἐφίενται οἱ ἐν ἀξιώματι, καὶ τὸ ἐπὶ τοῖς καλλίστοις
ἆθλον· τοιοῦτον δ' ἡ τιμή (μέγιστον γὰρ δὴ τοῦτο τῶν ἐκτὸς

33. τῶν K^b ‖ 1123b, 7. μέτριοι M^b ‖ 9. ὁ — 10. ἄξιος om. M^b ‖ 11. καὶ post τε om. M^b ‖ ἔτι om. pr. K^b ‖ 15. δὲ δὴ] δὴ pr. K^b ‖ 17. δ'] γὰρ Susemihl, Asp.

(III)

ἀγαθῶν)· περὶ τιμὰς δὴ καὶ ἀτιμίας ὁ μεγαλόψυχός ἐστιν
ὡς δεῖ. καὶ ἄνευ δὲ λόγου φαίνονται οἱ μεγαλόψυχοι περὶ 11
τιμὴν εἶναι· τιμῆς γὰρ μάλιστα οἱ μεγάλοι ἀξιοῦσιν ἑαυτούς·
κατ' ἀξίαν δέ. ὁ δὲ μικρόψυχος ἐλλείπει καὶ πρὸς ἑαυτὸν 12
καὶ πρὸς τὸ τοῦ μεγαλοψύχου ἀξίωμα. ὁ δὲ χαῦνος πρὸς 13
ἑαυτὸν μὲν ὑπερβάλλει, οὐ μὴν τόν γε μεγαλόψυχον. ὁ 14
δὲ μεγαλόψυχος, εἴπερ τῶν μεγίστων ἄξιος, ἄριστος ἂν εἴη·
μείζονος γὰρ ἀεὶ ὁ βελτίων ἄξιος, καὶ μεγίστων ὁ ἄριστος.
τὸν ὡς ἀληθῶς ἄρα μεγαλόψυχον δεῖ ἀγαθὸν εἶναι. καὶ
δόξειεν δ' ⟨ἂν⟩ εἶναι μεγαλοψύχου τὸ ἐν ἑκάστῃ ἀρετῇ μέγα.
οὐδαμῶς τ' ἂν ἁρμόζοι μεγαλοψύχῳ φεύγειν παρασείσαντι, 15
οὐδ' ἀδικεῖν· τίνος γὰρ ἕνεκα πράξει αἰσχρὰ ᾧ γ' οὐδὲν μέγα;
καθ' ἕκαστα δ' ἐπισκοποῦντι πάμπαν γελοῖος φαίνοιτ' ἂν
ὁ μεγαλόψυχος μὴ ἀγαθὸς ὤν. οὐκ εἴη δ' ἂν οὐδὲ τιμῆς ἄξιος
φαῦλος ὤν· τῆς ἀρετῆς γὰρ ἆθλον ἡ τιμή, καὶ ἀπονέμεται
τοῖς ἀγαθοῖς. ἔοικε μὲν οὖν ἡ μεγαλοψυχία οἷον κόσμος τις 16
εἶναι τῶν ἀρετῶν· μείζους γὰρ αὐτὰς ποιεῖ, καὶ οὐ γίνε-
ται ἄνευ ἐκείνων. διὰ τοῦτο χαλεπὸν τῇ ἀληθείᾳ μεγαλό-
ψυχον εἶναι· οὐ γὰρ οἷόν τε ἄνευ καλοκαγαθίας. μάλιστα 17
μὲν οὖν περὶ τιμὰς καὶ ἀτιμίας ὁ μεγαλόψυχος ἐστίν, καὶ
ἐπὶ μὲν ταῖς μεγάλαις καὶ ὑπὸ τῶν σπουδαίων μετρίως
ἡσθήσεται, ὡς τῶν οἰκείων τυγχάνων ἢ καὶ ἐλαττόνων (ἀρε-
τῆς γὰρ παντελοῦς οὐκ ἂν γένοιτο ἀξία τιμή), οὐ μὴν ἀλλ'
ἀποδέξεταί γε τῷ μὴ ἔχειν αὐτοὺς μείζω αὐτῷ ἀπονέμειν·
τῆς δὲ παρὰ τῶν τυχόντων καὶ ἐπὶ μικροῖς πάμπαν ὀλι-
γωρήσει (οὐ γὰρ τούτων ἄξιος), ὁμοίως δὲ καὶ ἀτιμίας (οὐ
γὰρ ἔσται δικαίως περὶ αὐτόν). μάλιστα μὲν οὖν ἐστίν, ὥσπερ 18
εἴρηται, ὁ μεγαλόψυχος περὶ τιμάς, οὐ μὴν ἀλλὰ καὶ περὶ
πλοῦτον καὶ δυναστείαν καὶ πᾶσαν εὐτυχίαν καὶ ἀτυχίαν

24. δέ. ὁ δὲ] δὲ ὁ K^b || 25. μεγάλου L^bM^b || 26. γε om. K^b || 30. δόξειε δ' ἂν Turnebus] δόξειεν K^bO^b, δόξειε δ' L^bM^b || 32. ᾧ γ' O^b: ὥσγ' pr. K^b, ᾧ L^bM^b || 1124a, 1. μὲν om. L^bM^b || κάλλος τι M^b || 10. μικροῦ pr. K^b.

(III)

μετρίως ἕξει, ὅπως ἂν γίνηται, καὶ οὔτε εὐτυχῶν περιχαρὴς
ἔσται οὔτε ἀτυχῶν περίλυπος. οὐδὲ γὰρ περὶ τιμὴν οὕτως ἔχει
ὡς μέγιστον ὄν (αἱ γὰρ δυναστεῖαι καὶ ὁ πλοῦτος διὰ τὴν
τιμήν ἐστιν αἱρετά· οἱ γοῦν ἔχοντες αὐτὰ τιμᾶσθαι δι' αὐτῶν
βούλονται)· ᾧ δὴ καὶ ἡ τιμὴ μικρόν ἐστιν, τούτῳ καὶ τὰ ἄλλα.
19 διὸ ὑπερόπται δοκοῦσιν εἶναι. δοκεῖ δὲ καὶ τὰ εὐτυχήματα 8
συμβάλλεσθαι πρὸς μεγαλοψυχίαν. οἱ γὰρ εὐγενεῖς ἀξιοῦν-
ται τιμῆς καὶ οἱ δυναστεύοντες ἢ πλουτοῦντες· ἐν ὑπεροχῇ
γάρ, τὸ δ' ἀγαθῷ ὑπερέχον πᾶν ἐντιμότερον. διὸ καὶ τὰ
τοιαῦτα μεγαλοψυχοτέρους ποιεῖ· τιμῶνται γὰρ ὑπό τινων.
20 κατ' ἀλήθειαν δὲ ὁ ἀγαθὸς μόνος τιμητέος· ᾧ δ' ἄμφω
ὑπάρχει, μᾶλλον ἀξιοῦται τιμῆς. οἱ δ' ἄνευ ἀρετῆς τὰ
τοιαῦτα ἀγαθὰ ἔχοντες οὔτε δικαίως ἑαυτοὺς μεγάλων ἀξιοῦ-
σιν οὔτε ὀρθῶς μεγαλόψυχοι λέγονται. ἄνευ γὰρ ἀρετῆς
21 παντελοῦς οὐκ ἔστι ταῦτα, ὑπερόπται δὲ καὶ ὑβρισταὶ [καὶ]
οἱ τὰ τοιαῦτα ἔχοντες ἀγαθὰ γίνονται. ἄνευ γὰρ ἀρετῆς οὐ
ῥᾴδιον φέρειν ἐμμελῶς τὰ εὐτυχήματα· οὐ δυνάμενοι δὲ
φέρειν καὶ οἰόμενοι τῶν ἄλλων ὑπερέχειν ἐκείνων μὲν κατα-
φρονοῦσιν, αὐτοὶ δ' ὅ τι ἂν τύχωσιν πράττουσιν. μιμοῦνται
γὰρ τὸν μεγαλόψυχον οὐχ ὅμοιοι ὄντες, τοῦτο δὲ δρῶσιν ἐν
οἷς δύνανται· τὰ μὲν οὖν κατ' ἀρετὴν οὐ πράττουσιν, καταφρο-
22 νοῦσι δὲ τῶν ἄλλων. ὁ μὲν γὰρ μεγαλόψυχος δικαίως κατα-
23 φρονεῖ (δοξάζει γὰρ ἀληθῶς), οἱ δὲ πολλοὶ τυχόντως. οὐκ
ἔστιν δὲ μικροκίνδυνος οὐδὲ φιλοκίνδυνος διὰ τὸ ὀλίγα τιμᾶν,

17. ὡς secl. Ramsauer ‖ 19. δὲ L^b ‖ 22. οἱ post ἢ add. $L^b O^b$ ‖ 25. τιμητός M^b et pr. K^b ‖ 29. καὶ post ὑβρισταί om. codd. Lambini ‖ 30. οἱ add. K^b ‖ ἀγαθοὶ O^b, κακὰ Par. 1417 Aldina et γρ. L^b, κακοὶ Γ ‖ 1124b, 5. μὲν γὰρ K^b: δὲ vulg. ‖ 7. πυκνοκίνδυνος $L^b M^b O^b$ Asp. ‖ οὐδὲ φιλοκίνδυνος om. pr. K^b.

(III)

μεγαλοκίνδυνος δέ, καὶ ὅταν κινδυνεύῃ, ἀφειδὴς τοῦ βίου ὡς
οὐκ ἄξιον ὂν πάντως ζῆν. καὶ οἷος εὖ ποιεῖν, εὐεργετούμενος 24
δὲ αἰσχύνεται· τὸ μὲν γὰρ ὑπερέχοντος, τὸ δ' ὑπερεχομένου. καὶ ἀντευεργετικὸς πλειόνων· οὕτω γὰρ προσοφλήσει
ὁ ὑπάρξας καὶ ἔσται εὖ πεπονθώς. δοκοῦσι δὲ καὶ μνημο- 25
νεύειν οὓς ἂν ποιήσωσιν εὖ, ⟨ὑφ'⟩ ὧν δ' ἂν πάθωσιν οὔ· ἐλάττων γὰρ ὁ παθὼν εὖ τοῦ ποιήσαντος, βούλεται δ' ὑπερέχειν. καὶ τὰ μὲν ἡδέως ἀκούει, τὰ δ' ἀηδῶς· διὸ καὶ τὴν Θέτιν οὐ λέγειν τὰς εὐεργεσίας τῷ Διί· οὐδ' οἱ Λάκωνες πρὸς τοὺς
Ἀθηναίους, ἀλλ' ἃ πεπόνθεσαν εὖ. μεγαλοψύχου δὲ καὶ τὸ 26
μηδενὸς δεῖσθαι ἢ μόγις, ὑπηρετεῖν δὲ προθύμως, καὶ πρὸς μὲν τοὺς ἐν ἀξιώματι καὶ εὐτυχίαις μέγαν εἶναι, πρὸς δὲ τοὺς μέσους μέτριον· τῶν μὲν γὰρ ὑπερέχειν χαλεπὸν καὶ σεμνόν, τῶν δὲ ῥᾴδιον, καὶ ἐπ' ἐκείνοις μὲν σεμνύνεσθαι οὐκ ἀγεννές, ἐν δὲ τοῖς ταπεινοῖς φορτικόν, ὥσπερ εἰς τοὺς ἀσθε-
νεῖς ἰσχυρίζεσθαι. καὶ εἰς τὰ ἔντιμα μὴ ἰέναι, ἢ οὗ πρω- 27
τεύουσιν ἄλλοι· καὶ ἀργὸν εἶναι καὶ μελλητὴν ἀλλ' ἢ ὅπου τιμὴ μεγάλη ἢ ἔργον, καὶ ὀλίγων μὲν πρακτικόν, μεγάλων
δὲ καὶ ὀνομαστῶν. ἀναγκαῖον δὲ καὶ φανερόμισον εἶναι καὶ 28
φανερόφιλον· τὸ γὰρ λανθάνειν φοβουμένου. καὶ μέλειν τῆς ἀληθείας μᾶλλον ἢ τῆς δόξης, καὶ λέγειν καὶ πράττειν φανερῶς· παρρησιαστὴς γὰρ διὰ τὸ καταφρονεῖν. διὸ

8. ἀφειδήσει L^bM^b ‖ 11. γὰρ] γὰρ οἱ K^b ‖ 13. ὑφ' add. Muenscher ‖ 14. τοῦ εὖ L^bM^b ‖ 15. ἀκούειν Bywater ‖ 17. ἐπεπόνθεισαν L^b, πεπόνθασιν $ΓK^b$ ‖ 18. μόλις K^b ‖ 21. ἐν L^bM^b ‖ 24. μελλήτην K^b, μελητὴν $L^bM^bO^b$ ‖ 27. καὶ μέλλειν O^b, καὶ ἀμελεῖν pr. K^b ‖ 29. παρρησιαστὴς — 30. ἀληθευτικός γρ. Par. 1856, παρρησιαστικὸς γὰρ διὸ καταφρονητικὸς δέ, διὸ παρρησιαστικὸς καὶ ἀληθευτικός pr. 1856, καταφρονητικοῦ γάρ. παρρησιαστοῦ γάρ. διὸ παρρησιαστικὸς δὲ διὰ τὸ καταφρονητικὸς εἶναι καὶ ἀληθευτικός pr. K^b, παρρησιαστὴς γὰρ διὰ τὸ καταφρονητικὸς εἶναι, καταφρονητικὸς δὲ διὸ (διὰ τὸ Γ) παρρησιαστικός, παρρησιαστικὸς δὲ διὸ (διὰ τὸ Γ) καταφρονητικὸς καὶ

(III)
καὶ ἀληθευτικός, πλὴν ὅσα μὴ δι' εἰρωνείαν· εἴρωνα δὲ
29 πρὸς τοὺς πολλούς. καὶ πρὸς ἄλλον μὴ δύνασθαι ζῆν
ἀλλ' ἢ φίλον· δουλικὸν γάρ, διὸ καὶ πάντες οἱ κόλα- 1125a
30 κες θητικοὶ καὶ οἱ ταπεινοὶ κόλακες. οὐδὲ θαυμαστικός·
οὐδὲν γὰρ μέγα αὐτῷ ἐστίν. οὐδὲ μνησίκακος· οὐ γὰρ
μεγαλοψύχου τὸ ἀπομνημονεύειν, ἄλλως τε καὶ κακά, ἀλλὰ
31 μᾶλλον παρορᾶν. οὐδ' ἀνθρωπολόγος· οὔτε γὰρ περὶ αὑ-
τοῦ ἐρεῖ οὔτε περὶ ἑτέρου· οὔτε γὰρ ἵνα ἐπαινῆται μέλει
αὐτῷ οὔθ' ὅπως οἱ ἄλλοι ψέγωνται, οὐδ' αὖ ἐπαινετικός
ἐστιν· διόπερ οὐδὲ κακολόγος, οὐδὲ τῶν ἐχθρῶν, εἰ μὴ δι'
32 ὕβριν. καὶ περὶ ἀναγκαίων ἢ μικρῶν ἥκιστα ὀλοφυρτικὸς
καὶ δεητικός· σπουδάζοντος γὰρ οὕτως ἔχειν περὶ ταῦτα.
33 καὶ οἷος κεκτῆσθαι μᾶλλον τὰ καλὰ καὶ ἄκαρπα τῶν
34 καρπίμων καὶ ὠφελίμων· αὐτάρκους γὰρ μᾶλλον. καὶ κί-
νησις δὲ βραδεῖα τοῦ μεγαλοψύχου δοκεῖ εἶναι, καὶ φωνὴ
βαρεῖα, καὶ λέξις στάσιμος· οὐ γὰρ σπευστικὸς ὁ περὶ ὀλίγα
σπουδάζων, οὐδὲ σύντονος ὁ μηδὲν μέγα οἰόμενος· ἡ δ' ὀξυ-
φωνία καὶ ἡ ταχυτὴς διὰ τούτων.

35 τοιοῦτος μὲν οὖν ὁ μεγαλόψυχος, ὁ δ' ἐλλείπων μι- 9
κρόψυχος, ὁ δ' ὑπερβάλλων χαῦνος. οὐ κακοὶ μὲν οὖν δοκοῦσιν
εἶναι οὐδ' οὗτοι (οὐ γὰρ κακοποιοί εἰσιν), ἡμαρτημένοι δέ. ὁ
μὲν γὰρ μικρόψυχος ἄξιος ὢν ἀγαθῶν ἑαυτὸν ἀποστερεῖ ὧν

ἀληθευτικὸς Γ et rc. Kᵇ (partim in mg., partim in textu), παρρησιαστικός γὰρ. διὸ (καὶ add. Mᵇ) καταφρονητικός. καταφρονητικὸς δέ, διὸ παρρησιαστικὸς καὶ ἀληθευτικός LᵇMᵇ, καταφρονητικοῦ γάρ· διὸ παρρησιαστικός. παρρησιαστικοῦ δέ. διὸ καταφρονητικὸς καὶ ἀληθευτικός Oᵇ, παρρησιαστικὸς γὰρ διὰ τὸ καταφρονητικὸς εἶναι· καὶ ἀληθευτικὸς πλὴν ὅσα μὴ δι' εἰρωνείαν Busse, καταφρονητικὸς γάρ, [παρρησιαστοῦ γάρ. διὸ] παρρησιαστικὸς δὲ διὰ τὸ καταφρονητικὸς εἶναι, καὶ ἀληθευτικός Rusche (De Posidonio Lucretii auctore, Greifsw. 1882, p. 58) ‖ 30. εἴρωνα Nᵇ, εἰρωνεία cett., εἴρων? Susemihl ‖ 1125a, 1. πρὸς post ἢ add. LᵇMᵇ ‖ 3. οὐ] οὐδὲ LᵇMᵇ | 14. ὁ om. Kᵇ.

(III)
ἄξιος ἐστίν, καὶ ἔοικεν κακὸν ἔχειν τι ἐκ τοῦ μὴ ἀξιοῦν ἑαυτὸν
τῶν ἀγαθῶν, καὶ ἀγνοεῖν δὲ ἑαυτόν· ὠρέγετο γὰρ ἂν ὧν ἄξιος
ἦν, ἀγαθῶν γε ὄντων. οὐ μὴν ἠλίθιοί γε οἱ τοιοῦτοι δοκοῦσιν
εἶναι, ἀλλὰ μᾶλλον ὀκνηροί. ἡ τοιαύτη δὲ δόξα δοκεῖ καὶ χείρους
ποιεῖν· ἕκαστοι γὰρ ἐφίενται τῶν κατ' ἀξίαν, ἀφίστανται δὲ καὶ
τῶν πράξεων τῶν καλῶν καὶ τῶν ἐπιτηδευμάτων ὡς ἀνά-
ξιοι ὄντες, ὁμοίως δὲ καὶ τῶν ἐκτὸς ἀγαθῶν. οἱ δὲ χαῦνοι 36
ἠλίθιοι καὶ ἑαυτοὺς ἀγνοοῦντες, καὶ ταῦτ' ἐπιφανῶς (ὡς γὰρ
ἄξιοι ὄντες τοῖς ἐντίμοις ἐπιχειροῦσιν, εἶτα ἐξελέγχονται),
καὶ ἐσθῆτι κοσμοῦνται καὶ σχήματι καὶ τοῖς τοιούτοις, καὶ
βούλονται τὰ εὐτυχήματα φανερὰ εἶναι αὑτῶν, καὶ λέγουσι
περὶ αὑτῶν ὡς διὰ τούτων τιμηθησόμενοι. ἀντιτίθεται δὲ τῇ 37
μεγαλοψυχίᾳ ἡ μικροψυχία μᾶλλον τῆς χαυνότητος· καὶ γὰρ
34 γίνεται μᾶλλον καὶ χεῖρον ἐστίν.

10 ἡ μὲν οὖν μεγαλοψυχία περὶ τιμήν ἐστιν μεγάλην, 38
1125b ὥσπερ εἴρηται· ἔοικεν δὲ καὶ περὶ ταύτην εἶναι ἀρετή τις, καθά- IV
περ ἐν τοῖς πρώτοις ἐλέχθη, ἣ δόξειεν ἂν παραπλησίως ἔχειν
πρὸς τὴν μεγαλοψυχίαν, ὥσπερ καὶ ἡ ἐλευθεριότης πρὸς τὴν
μεγαλοπρέπειαν. ἄμφω γὰρ αὗται τοῦ μὲν μεγάλου ἀφεστᾶσιν,
περὶ δὲ τὰ μέτρια καὶ τὰ μικρὰ διατιθέασιν ἡμᾶς ὡς δεῖ.
ὥσπερ δ' ἐν λήψει καὶ δόσει χρημάτων μεσότης ἔστιν καὶ 2
ὑπερβολή τε καὶ ἔλλειψις, οὕτω καὶ ἐν τιμῆς ὀρέξει τὸ μᾶλ-
λον ἢ δεῖ καὶ ἧττον, καὶ τὸ ὅθεν δεῖ καὶ ὡς δεῖ. τόν τε 3
γὰρ φιλότιμον ψέγομεν ὡς καὶ μᾶλλον ἢ δεῖ καὶ ὅθεν οὐ
δεῖ τῆς τιμῆς ἐφιέμενον, τόν τε ἀφιλότιμον ὡς οὐδ' ἐπὶ τοῖς
καλοῖς προαιρούμενον τιμᾶσθαι. ἔστι δ' ὅτε τὸν φιλότιμον 4

23. οἱ τοιοῦτοι δοκοῦσιν] οὗτοι δοκοῦσιν M^b, δοκοῦσιν οὗτοι L^b ‖ 24. νοεροί $L^b M^b$ ‖ δὲ] γε K^b ‖ 28. ἠλίθιοι om. K^b ‖ τοῦτ' Ramsauer ‖ ὡς] οὐ K^b ‖ 31. καὶ ante φανερὰ add. K^b ‖ 32. αὑτῶν K^b: αὐτῶν vulgo ‖ 35. ἡ — b, 1. εἴρηται secl. Ramsauer ‖ 1125b, 1. ταύτην] τιμὴν Ramsauer ‖ καθάπερ — 2. ἐλέχθη secl. Monro ‖ 5. τὰ post καὶ om. $K^b O^b$ ‖ 7. τιμῆι καὶ ὀρέξει K^b ‖ 9. καὶ post ὡς om. $K^b O^b$ ‖ 11. ἔστι δ' ὅτε καὶ τὸν M^b, ἔτι δὲ τὸν K^b.

ἐπαινοῦμεν ὡς ἀνδρώδη καὶ φιλόκαλον, τὸν δ' ἀφιλότιμον
ὡς μέτριον καὶ σώφρονα, ὥσπερ καὶ ἐν τοῖς πρώτοις εἴπομεν.
δῆλον δ' ὅτι πλεοναχῶς τοῦ φιλοτοιούτου λεγομένου οὐκ
ἐπὶ τὸ αὐτὸ φέρομεν ἀεὶ τὸν φιλότιμον, ἀλλ' ἐπαινοῦντες
μὲν ἐπὶ τὸ μᾶλλον ἢ οἱ πολλοί, ψέγοντες δὲ ἐπὶ τὸ μᾶλ-
λον ἢ δεῖ. ἀνωνύμου δὲ οὔσης τῆς μεσότητος, ὡς ἐρήμης ἔοι-
κεν ἀμφισβητεῖν τὰ ἄκρα. ἐν οἷς δ' ἔστιν ὑπερβολὴ καὶ
5 ἔλλειψις, καὶ τὸ μέσον· ὀρέγονται δὲ τῆς τιμῆς καὶ μᾶλλον ἢ
δεῖ καὶ ἧττον· ἔστιν δὴ καὶ ὡς δεῖ· ἐπαινεῖται δ' οὖν καὶ ἡ ἕξις
αὕτη, μεσότης οὖσα περὶ τιμὴν ἀνώνυμος. φαίνεται δὲ πρὸς
μὲν τὴν φιλοτιμίαν ἀφιλοτιμία, πρὸς δὲ τὴν ἀφιλοτιμίαν
6 φιλοτιμία, πρὸς ἀμφότερα δὲ ἀμφότερα πώς. ἔοικεν δὲ τοῦτ'
εἶναι καὶ περὶ τὰς ἄλλας ἀρετάς. ἀντικεῖσθαι δὲ ἐνταῦθα
οἱ ἄκροι φαίνονται διὰ τὸ μὴ ὠνομάσθαι τὸν μέσον.
V πραότης δ' ἐστὶ μὲν μεσότης περὶ ὀργάς, ἀνωνύμου δ' 11
ὄντος τοῦ μέσου, σχεδὸν δὲ καὶ τῶν ἄκρων, ἐπὶ τὸ μέσον
τὴν πραότητα φέρομεν, πρὸς τὴν ἔλλειψιν ἀποκλίνουσαν,
2 ἀνώνυμον οὖσαν. ἡ δ' ὑπερβολὴ ὀργιλότης τις λέγοιτ' ἄν,
τὸ μὲν γὰρ πάθος ἐστὶν ὀργή, τὰ δ' ἐμποιοῦντα πολλὰ καὶ
3 διαφέροντα. ὁ μὲν οὖν ἐφ' οἷς δεῖ καὶ οἷς δεῖ ὀργιζόμενος,
ἔτι δὲ καὶ ὡς δεῖ καὶ ὅτε καὶ ὅσον χρόνον, ἐπαινεῖται· πρᾶος
δὴ οὗτος ἂν εἴη, εἴπερ ἡ πραότης ἐπαινεῖται (βούλεται
γὰρ ὁ πρᾶος ἀτάραχος εἶναι καὶ μὴ ἄγεσθαι ὑπὸ τοῦ πά-
θους, ἀλλ' ὡς ἂν ὁ λόγος τάξῃ, οὕτως καὶ ἐπὶ τούτοις καὶ ἐπὶ
4 τοσοῦτον χρόνον χαλεπαίνειν· ἁμαρτάνειν δὲ δοκεῖ μᾶλλον 1126a
ἐπὶ τὴν ἔλλειψιν· οὐ γὰρ τιμωρητικὸς ὁ πρᾶος, ἀλλὰ μᾶλ-

13. ὥσπερ — εἴπομεν secl. Monro ‖ 19. τῆς om. L^b M^b ‖ 20. δὴ] δ' ὅτε M^b ‖ δ' οὖν K^b O^b: οὖν καὶ L^b, μὲν καὶ M^b, γοῦν vulg. ‖ 23. δὲ] δὲ ἡ K^b ‖ 25. τὸ μέσον L^b M^b ‖ 26. μὲν om. L^b M^b ‖ 27. τὸν μέσον Victorius ‖ 32. καὶ ante ὡς om. K^b O^b ‖ 33. ἥπερ K^b.

(V)

λον συγγνωμονικός)· ἡ δ' ἔλλειψις, εἴτε ἀοργησία τίς ἐστιν 5
εἴθ' ὅ τι δή ποτε, ψέγεται (οἱ γὰρ μὴ ὀργιζόμενοι ἐφ' οἷς
δεῖ, ἠλίθιοι δοκοῦσιν εἶναι, καὶ οἱ μὴ ὡς δεῖ μηδ' ὅτε μηδ'
οἷς δεῖ· δοκεῖ γὰρ οὐκ αἰσθάνεσθαι οὐδὲ λυπεῖσθαι, μὴ ὀργι- 6
ζόμενός τε οὐκ εἶναι ἀμυντικός, τὸ δὲ προπηλακιζόμενον
ἀνέχεσθαι καὶ τοὺς οἰκείους περιορᾶν ἀνδραποδῶδες)· ἡ δ' 7
ὑπερβολὴ κατὰ πάντα μὲν γίνεται (καὶ γὰρ οἷς οὐ δεῖ,
καὶ ἐφ' οἷς οὐ δεῖ, καὶ μᾶλλον ἢ δεῖ, καὶ θᾶττον, καὶ πλείω
χρόνον), οὐ μὴν ἅπαντά γε τῷ αὐτῷ ὑπάρχει, οὐ γὰρ ἂν
δύναιτο εἶναι. τὸ γὰρ κακὸν καὶ ἑαυτὸ ἀπόλλυσιν, κἂν ὁλό-
κληρον ᾖ, ἀφόρητον γίνεται. οἱ μὲν οὖν ὀργίλοι ταχέως μὲν 8
ὀργίζονται καὶ οἷς οὐ δεῖ καὶ ἐφ' οἷς οὐ δεῖ καὶ μᾶλλον ἢ
δεῖ, παύονται δὲ ταχέως· ὃ καὶ βέλτιστον ἔχουσιν. συμ-
βαίνει δ' αὐτοῖς τοῦτο, ὅτι οὐ κατέχουσι τὴν ὀργὴν ἀλλ'
ἀνταποδιδόασιν ᾗ φανεροί εἰσιν διὰ τὴν ὀξύτητα, εἶτα ἀπο-
παύονται. ὑπερβολῇ δ' εἰσὶν οἱ ἀκρόχολοι ὀξεῖς καὶ πρὸς 9
πᾶν ὀργίλοι καὶ ἐπὶ παντί· ὅθεν καὶ τοὔνομα. οἱ δὲ πικροὶ 10
δυσδιάλυτοι, καὶ πολὺν χρόνον ὀργίζονται· κατέχουσι γὰρ
τὸν θυμόν, παῦλα δὲ γίνεται ὅταν ἀνταποδιδῷ· ἡ γὰρ
τιμωρία παύει τῆς ὀργῆς, ἡδονὴν ἀντὶ τῆς λύπης ἐμποιοῦσα.
τούτου δὲ μὴ γινομένου τὸ βάρος ἔχουσιν· διὰ γὰρ τὸ μὴ ἐπι-
φανὲς εἶναι οὐδὲ συμπείθει αὐτοὺς οὐδείς, ἐν αὐτῷ δὲ πέψαι
τὴν ὀργὴν χρόνου δεῖ. εἰσὶ δ' οἱ τοιοῦτοι ἑαυτοῖς ὀχληρότατοι
καὶ τοῖς μάλιστα φίλοις. χαλεποὺς δὲ λέγομεν τοὺς ἐφ' οἷς 11
τε μὴ δεῖ χαλεπαίνοντας καὶ μᾶλλον ἢ δεῖ καὶ πλείω χρό-
νον, καὶ μὴ διαλλαττομένους ἄνευ τιμωρίας ἢ κολάσεως.
τῇ πραότητι δὲ μᾶλλον τὴν ὑπερβολὴν ἀντιτίθεμεν· καὶ 12

1126a, 5. *οἱ* om. K^b ‖ 10. *καὶ ἐφ' οἷς οὐ δεῖ* om. K^b ‖ *θᾶττον ἢ καὶ* $K^b O^b$ ‖ 12. *καὶ καθ' ἑαυτὸ* Ald., *καθ' αὑτὸ* Zwinger ‖ 17. *ἀποδιδόασιν* $K^b O^b$ ‖ 19. *μικροὶ* K^b ‖ 20. *ὀργῖλοι* K^b ‖ 28. *ἢ*] *ἢ καὶ* K^b.

(V)

γὰρ μᾶλλον γίνεται (ἀνθρωπικώτερον γὰρ τὸ τιμωρεῖσθαι), 13 καὶ πρὸς τὸ συμβιοῦν οἱ χαλεποὶ χείρους. ὃ δὲ καὶ ἐν τοῖς πρότερον εἴρηται, καὶ ἐκ τῶν λεγομένων δῆλον· οὐ γὰρ ῥάδιον διορίσαι τὸ πῶς καὶ τίσιν καὶ ἐπὶ ποίοις καὶ πόσον χρόνον ὀργιστέον, καὶ τὸ μέχρι τίνος ὀρθῶς ποιεῖ τις ἢ ἁμαρτάνει. ὁ μὲν γὰρ μικρὸν παρεκβαίνων οὐ ψέγεται, οὔτ' ἐπὶ τὸ μᾶλλον οὔτ' ἐπὶ τὸ ἧττον· ἐνίοτε δὲ καὶ τοὺς ἐλλείποντας ἐπαινοῦμεν καὶ πράους φαμέν, καὶ τοὺς χαλεπαίνοντας ἀν- 1126b δρώδεις ὡς δυναμένους ἄρχειν. ὁ δὴ πόσον καὶ πῶς παρεκβαίνων ψεκτός, οὐ ῥάδιον τῷ λόγῳ ἀποδοῦναι· ἐν γὰρ τοῖς 14 καθ' ἕκαστα καὶ τῇ αἰσθήσει ἡ κρίσις. ἀλλὰ τό γε τοσοῦτον δῆλον, ὅτι ἡ μὲν μέση ἕξις ἐπαινετή, καθ' ἣν οἷς δεῖ ὀργιζόμεθα καὶ ἐφ' οἷς δεῖ καὶ ὡς δεῖ καὶ πάντα τὰ τοιαῦτα, αἱ δ' ὑπερβολαὶ καὶ ἐλλείψεις ψεκταί, καὶ ἐπὶ μικρὸν μὲν γινόμεναι ἠρέμα, ἐπὶ πλέον δὲ μᾶλλον, ἐπὶ πολὺ δὲ σφόδρα. δῆλον οὖν ὅτι τῆς μέσης ἕξεως ἀνθεκτέον.

15 αἱ μὲν οὖν περὶ τὴν ὀργὴν ἕξεις εἰρήσθωσαν· ἐν 12
VI δὲ ταῖς ὁμιλίαις καὶ τῷ συζῆν καὶ λόγων καὶ πραγμάτων 11 κοινωνεῖν οἱ μὲν ἄρεσκοι δοκοῦσιν εἶναι, οἱ πάντα πρὸς ἡδονὴν ἐπαινοῦντες καὶ οὐθὲν ἀντιτείνοντες, ἀλλ' οἰόμενοι 2 δεῖν ἄλυποι τοῖς ἐντυγχάνουσιν εἶναι· οἱ δ' ἐξ ἐναντίας τούτοις πρὸς πάντα ἀντιτείνοντες καὶ τοῦ λυπεῖν οὐδ' ὁτιοῦν φρον- 3 τίζοντες δύσκολοι καὶ δυσέριδες καλοῦνται. ὅτι μὲν οὖν αἱ εἰρημέναι ἕξεις ψεκταί εἰσιν, οὐκ ἄδηλον, καὶ ὅτι ἡ μέση τούτων ἐπαινετή, καθ' ἣν ἀποδέξεται ἃ δεῖ καὶ ὡς δεῖ, 4 ὁμοίως δὲ καὶ δυσχερανεῖ· ὄνομα δὲ οὐκ ἀποδέδοται αὐτῇ

31. ὃ — b, 9. *ἀνθεκτέον* paene eisdem verbis, id quod recte monuit Rassow, repetunt quae iam dicta sunt illo loco, qui verbis *ἐν τοῖς πρότερον* citatur, 1109 b, 14—26 ‖ 36. *δὲ καὶ* Mᵇ: *γὰρ* cett. ‖ 1126 b, 2. *παρεισβαίνων* Kᵇ ‖ 4. *ἕκαστα, καὶ ἐν τῇ* Ramsauer ‖ *τοιοῦτον* LᵇMᵇOᵇ ‖ 18. *καὶ* — 19. *δὲ* om. Kᵇ ‖ 19. *αὐτῇ τι οὐκ ἀποδέδοται* Lᵇ.

(VI)
τι, ἔοικεν δὲ μάλιστα φιλίᾳ. τοιοῦτος γάρ ἐστιν ὁ κατὰ τὴν
μέσην ἕξιν οἷον βουλόμεθα λέγειν τὸν ἐπιεικῆ φίλον, τὸ
στέργειν προσλαβόντα. διαφέρει δὲ τῆς φιλίας, ὅτι ἄνευ 5
πάθους ἐστὶν καὶ τοῦ στέργειν οἷς ὁμιλεῖ· οὐ γὰρ τῷ φιλεῖν ἢ
ἐχθαίρειν ἀποδέχεται ἕκαστα ὡς δεῖ, ἀλλὰ τῷ τοιοῦτος
εἶναι. ὁμοίως γὰρ πρὸς ἀγνῶτας καὶ γνωρίμους καὶ συνήθεις
καὶ ἀσυνήθεις αὐτὸ ποιήσει, πλὴν καὶ ἐν ἑκάστοις ὡς ἁρμό-
ζει· οὐ γὰρ ὁμοίως προσήκει συνήθων καὶ ὀθνείων φροντίζειν,
οὐδ' αὖ λυπεῖν. καθόλου μὲν οὖν εἴρηται ὅτι ὡς δεῖ ὁμιλήσει, 6
ἀναφέρων δὲ πρὸς τὸ καλὸν καὶ τὸ συμφέρον στοχάσεται
τοῦ μὴ λυπεῖν ἢ συνηδύνειν. ἔοικε μὲν γὰρ περὶ ἡδονὰς καὶ 7
λύπας εἶναι τὰς ἐν ταῖς ὁμιλίαις γινομένας, τούτων δ' ὅσας
μὲν αὐτῷ ἐστιν μὴ καλὸν ἢ βλαβερὸν συνηδύνειν, δυσχερα-
νεῖ, καὶ προαιρήσεται λυπεῖν. κἂν τῷ ποιοῦντι δ' ἀσχημο-
σύνην φέρῃ, καὶ ταύτην μὴ μικράν, ἢ βλάβην, ἡ δ' ἐναν-
τίωσις μικρὰν λύπην, οὐκ ἀποδέξεται ἀλλὰ δυσχερανεῖ.
διαφερόντως δὲ ὁμιλήσει τοῖς ἐν ἀξιώμασι καὶ τοῖς τυχοῦσι, 8
1127a καὶ μᾶλλον ἢ ἧττον γνωρίμοις, ὁμοίως δὲ καὶ κατὰ τὰς
ἄλλας διαφοράς, ἑκάστοις ἀπονέμων τὸ πρέπον, καὶ καθ'
αὑτὸ μὲν αἱρούμενος τὸ συνηδύνειν, λυπεῖν δὲ εὐλαβούμενος,
τοῖς δὲ ἀποβαίνουσιν, ἐὰν ᾖ μείζω, συνεπόμενος, λέγω δὲ
τῷ καλῷ καὶ τῷ συμφέροντι. καὶ ἡδονῆς δ' ἕνεκα τῆς
εἰσαῦθις μεγάλης μικρὰ λυπήσει.

ὁ μὲν οὖν μέσος τοιοῦτος ἐστίν, οὐκ ὠνόμασται δέ· τοῦ δὲ 9
συνηδύνοντος ὁ μὲν τοῦ ἡδὺς εἶναι στοχαζόμενος μὴ δι' ἄλλο τι
ἄρεσκος, ὁ δὲ ὅπως ὠφέλειά τις αὐτῷ γίνηται εἰς χρήματα
καὶ ὅσα διὰ χρημάτων, κόλαξ· ὁ δὲ πᾶσιν δυσχεραίνων εἴρηται

20. ἐστιν οἷον βουλόμεθα λέγειν τὸν κατὰ τὴν μέσην ἕξιν ὁ ἐπιεικὴς φίλος Thurot ‖ 22. προσλαβών Thurot ‖ 26. καὶ ἀσυνήθεις om. K^b ‖ 30. μὴ] ἢ Imelmann ‖ συνήδειν K^bL^b ‖ 1127a, 4. μείζων K^b ‖ 6. μεγάλης om. K^b ‖ 8. διά τι ἄλλο K^bO^b ‖ 9. τις ὠφέλεια K^bO^b.

(VI)
ὅτι δύσκολος καὶ δύσερις. ἀντικεῖσθαι δὲ φαίνεται τὰ ἄκρα
ἑαυτοῖς διὰ τὸ ἀνώνυμον εἶναι τὸ μέσον.

VII περὶ τὰ αὐτὰ δὲ σχεδόν ἐστι καὶ ἡ τῆς ἀλαζονείας
⟨καὶ τῆς εἰρωνείας⟩ μεσότης· ἀνώνυμος δὲ καὶ αὐτή. οὐ χεῖ-
ρον δὲ καὶ τὰς τοιαύτας ἐπελθεῖν· μᾶλλόν τε γὰρ ἂν εἰδείη-
μεν τὰ περὶ τὸ ἦθος, καθ' ἕκαστον διελθόντες, καὶ μεσότητας
εἶναι τὰς ἀρετὰς πιστεύσαιμεν ἄν, ἐπὶ πάντων οὕτως ἔχον συνι-
δόντες. ἐν δὴ τῷ συζῆν οἱ μὲν πρὸς ἡδονὴν καὶ λύπην ὁμι-
λοῦντες εἴρηνται, περὶ δὲ τῶν ἀληθευόντων τε καὶ ψευδομένων
εἴπωμεν ὁμοίως ἐν λόγοις καὶ πράξεσιν καὶ τῷ προσποιήματι.
2 δοκεῖ δὴ ὁ μὲν ἀλαζὼν προσποιητικὸς τῶν ἐνδόξων εἶναι καὶ μὴ
3 ὑπαρχόντων καὶ μειζόνων ἢ ὑπάρχει, ὁ δὲ εἴρων ἀνάπαλιν
4 ἀρνεῖσθαι τὰ ὑπάρχοντα ἢ ἐλάττω ποιεῖν, ὁ δὲ μέσος αὐθέ-
καστός τις ὢν ἀληθευτικὸς καὶ τῷ βίῳ καὶ τῷ λόγῳ, τὰ
ὑπάρχοντα ὁμολογῶν εἶναι περὶ αὑτόν, καὶ οὔτε μείζω οὔτε
5 ἐλάττω. ἔστιν δὲ τούτων ἕκαστα καὶ ἕνεκά τινος ποιεῖν καὶ
μηδενός. ἕκαστος δὲ οἷος ἔστιν, τοιαῦτα λέγει καὶ πράττει
6 καὶ οὕτω ζῇ, ἐὰν μή τινος ἕνεκα πράττῃ. καθ' αὑτὸ δὲ τὸ
μὲν ψεῦδος φαῦλον καὶ ψεκτόν, τὸ δ' ἀληθὲς καλὸν καὶ
ἐπαινετόν. οὕτω δὲ καὶ ὁ μὲν ἀληθευτικὸς μέσος ὢν ἐπαινε-
τός, οἱ δὲ ψευδόμενοι ἀμφότεροι μὲν ψεκτοί, μᾶλλον δὲ ὁ
ἀλαζών. περὶ ἑκατέρου δ' εἴπωμεν, πρότερον δὲ περὶ τοῦ ἀλη-
7 θευτικοῦ. οὐ γὰρ περὶ τοῦ ἐν ταῖς ὁμολογίαις ἀληθεύοντος
λέγομεν, οὐδ' ὅσα εἰς ἀδικίαν ἢ δικαιοσύνην συντείνει (ἄλλης
γὰρ ἂν εἴη ταῦτα ἀρετῆς), ἀλλ' ἐν οἷς μηδενὸς τοιούτου δια- 1127b
φέροντος καὶ ἐν λόγῳ καὶ ἐν βίῳ ἀληθεύει τῷ τὴν ἕξιν
8 τοιοῦτος εἶναι. δόξειε δ' ἂν ὁ τοιοῦτος ἐπιεικὴς εἶναι. ὁ γὰρ

14. καὶ τῆς εἰρωνείας add. Imelmann ‖ αὕτη L^bM^b ‖ 16. ἕκαστα L^bM^b ‖ 18. ἐν — 20. προσποιήματι = 13. περὶ — 17. συνιδόντες Imelmann ‖ 20. καὶ post πράξεσι secl. Imelmann ‖ 21. δὲ L^bM^b ‖ 24. κἀν τῷ βίῳ Bywater ‖ 26. ἕκαστος K^b ‖ 30. δὲ om. K^b ‖ 32. τοῦ om. L^bO.

(VII)

φιλαλήθης, καὶ ἐν οἷς μὴ διαφέρει ἀληθεύων, ἀληθεύσει
καὶ ἐν οἷς διαφέρει ἔτι μᾶλλον· ὡς γὰρ αἰσχρὸν τὸ ψεῦ-
δος εὐλαβήσεται, ὅ γε καὶ καθ' αὑτὸ ηὐλαβεῖτο· ὁ δὲ τοιοῦ-
τος ἐπαινετός. ἐπὶ τὸ ἔλαττον δὲ μᾶλλον τοῦ ἀληθοῦς ἀπο- 9
κλινεῖ· ἐμμελέστερον γὰρ φαίνεται διὰ τὸ ἐπαχθεῖς τὰς
ὑπερβολὰς εἶναι. ὁ δὲ μείζω τῶν ὑπαρχόντων προσποιού- 10
μενος μηδενὸς ἕνεκα, φαύλῳ μὲν ἔοικεν (οὐ γὰρ ἂν ἔχαιρεν
τῷ ψεύδει), μάταιος δὲ φαίνεται μᾶλλον ἢ κακός· εἰ δ' 11
ἕνεκά τινος, ὁ μὲν δόξης ἢ τιμῆς οὐ λίαν ψεκτός, ὡς ὁ
ἀλαζών, ὁ δὲ ἀργυρίου, ἢ ὅσα εἰς ἀργύριον, ἀσχημονέστερος.
οὐκ ἐν τῇ δυνάμει δ' ἐστὶν ὁ ἀλαζών, ἀλλ' ἐν τῇ προαιρέσει· 12
κατὰ τὴν ἕξιν γὰρ καὶ τῷ τοιόσδε εἶναι ἀλαζών ἐστιν, ὥσπερ
καὶ ψεύστης ὁ μὲν τῷ ψεύδει αὐτῷ χαίρων, ὁ δὲ δόξης
ὀρεγόμενος ἢ κέρδους. οἱ μὲν οὖν δόξης χάριν ἀλαζονευόμενοι 13
τὰ τοιαῦτα προσποιοῦνται ἐφ' οἷς ἔπαινος ἢ εὐδαιμονισμός,
οἱ δὲ κέρδους, ὧν καὶ ἀπόλαυσίς ἐστιν τοῖς πέλας καὶ ἃ δια-
λαθεῖν ἔστι μὴ ὄντα, οἷον μάντιν, σοφόν, ἰατρόν. διὰ τοῦτο
οἱ πλεῖστοι προσποιοῦνται τὰ τοιαῦτα καὶ ἀλαζονεύονται·
ἔστιν γὰρ ἐν αὐτοῖς τὰ εἰρημένα. οἱ δὲ εἴρωνες ἐπὶ τὸ ἔλατ- 14
τον λέγοντες χαριέστεροι μὲν τὰ ἤθη φαίνονται (οὐ γὰρ κέρ-

1127b, 4. διαφέρῃι pr. K[b] ‖ 6. αὑτὸν εὐλαβεῖτο pr. K[b] ‖ 7. ἀποκλινεῖ Coraes: ἀποκλίνει ‖ 12. ὡς ὁ ἀλαζών secl. Ramsauer, ὡς γ' ἀλαζών coni. Imelmann ‖ 14. οὐκ — 15. ἐστίν post 22. εἰρημένα tri. Imelmann ‖ 15. ὥσπερ — 17. κέρδους secl. Imelmann ‖ 19. ὧν καὶ] ἢ δι' ὧν καὶ M[b], ὧν ηδεῖ pr. K[b], ὧν ἡδεῖα Cantabrigiensis, ὧν ἤδη Ramsauer ‖ ἃ] δι' ἃ M[b], om. K[b] ‖ 20. οἷον — 22. εἰρημένα secl. Ramsauer ‖ σοφὸν ἢ ἰατρὸν M[b]L[b], ἢ ἰατρὸν σοφὸν O[b] ‖ διὰ τοῦτο om. K[b] ‖ 21. τὰ τοιαῦτα καὶ] ταῦτα καὶ K[b]O[b], καὶ ταῦτα Ramsauer.

(VII)
δους ἕνεκα δοκοῦσι λέγειν, ἀλλὰ φεύγοντες τὸ ὀγκηρόν)· μά-
λιστα δὲ καὶ οὗτοι τὰ ἔνδοξα ἀπαρνοῦνται, οἷον καὶ Σωκράτης
15 ἐποίει· οἱ δὲ καὶ τὰ μικρὰ καὶ φανερὰ [προσποιούμενοι]
βαυκοπανοῦργοι λέγονται καὶ εὐκαταφρονητότεροί εἰσίν (καὶ
ἐνίοτε ἀλαζονεία φαίνεται, οἷον ἡ τῶν Λακώνων ἐσθής· καὶ
16 γὰρ ἡ ὑπερβολὴ καὶ ἡ λίαν ἔλλειψις ἀλαζονικόν)· οἱ δὲ
μετρίως χρώμενοι τῇ εἰρωνείᾳ καὶ περὶ τὰ μὴ λίαν ἐμποδὼν
17 καὶ φανερὰ εἰρωνευόμενοι, χαρίεντες φαίνονται. ἀντικεῖσθαι
δὲ ὁ ἀλαζὼν φαίνεται τῷ ἀληθευτικῷ· χείρων γάρ.

VIII οὔσης δὲ καὶ ἀναπαύσεως ἐν τῷ βίῳ, καὶ ἐν ταύτῃ 14
διαγωγῆς μετὰ παιδιᾶς, δοκεῖ καὶ ἐνταῦθα εἶναι ὁμιλία
τις ἐμμελής, καὶ οἷα δεῖ λέγειν καὶ ὥς, ὁμοίως δὲ καὶ 1128 a
ἀκούειν. διοίσει δὲ καὶ τὸ ἐν τοιούτοις λέγειν ἢ τοιούτων ἀκού-
2 ειν. δῆλον δ' ὡς καὶ περὶ ταῦτ' ἔστιν ὑπερβολή τε καὶ ἔλλειψις
3 τοῦ μέσου. οἱ μὲν οὖν τῷ γελοίῳ ὑπερβάλλοντες βωμολόχοι
δοκοῦσιν εἶναι καὶ φορτικοί, γλιχόμενοι πάντως τοῦ γελοίου,
καὶ μᾶλλον στοχαζόμενοι τοῦ γέλωτα ποιῆσαι ἢ τοῦ λέγειν
εὐσχήμονα καὶ μὴ λυπεῖν τὸν σκωπτόμενον· οἱ δὲ μήτε
αὐτοὶ ἂν εἰπόντες μηδὲν γελοῖον τοῖς τε λέγουσι δυσχεραί-
νοντες, ἄγροικοι καὶ σκληροὶ δοκοῦσιν εἶναι· οἱ δὲ ἐμμελῶς
παίζοντες εὐτράπελοι προσαγορεύονται, οἷον εὔτροποι. τοῦ

24. ὀχληρόν K^b ‖ 26. οἱ — 27. εἰσιν post 22. εἰρημένα tr. Ramsauer ‖ 26. καὶ post δὲ om. K^b ‖ τὰ ante φανερὰ add. $L^b M^b$ ‖ προσποιούμενοι secl. Vahlen (Philol. XXI. p. 153 ‖ 27. καυκοπανοῦργοι O^b, βαναυσοπανοῦργοι M^b ‖ εὐκαταφρόνητοι $L^b M^b$ ‖ 31. καὶ ante ἀντικεῖσθαι add. $K^b O^b$ ‖ 1128 a, 2. τοσούτοις M^b, τούτοις L^b ‖ 3. δ' om. K^b ‖ 9. ἄγροικοι K^b cf. 1108 a, 26. E. E. 1234 a, 5 sqq. M. M. 1193 a, 11 sqq.: ἄγριοι vulgo.

(VIII)

γὰρ ἤθους αἱ τοιαῦται δοκοῦσιν κινήσεις εἶναι, ὥσπερ δὲ τὰ
σώματα ἐκ τῶν κινήσεων κρίνεται, οὕτως καὶ τὰ ἤθη. ἐπι- 4
πολάζοντος δὲ τοῦ γελοίου, καὶ τῶν πλείστων χαιρόντων τῇ
παιδιᾷ καὶ τῷ σκώπτειν μᾶλλον ἢ δεῖ, καὶ οἱ βωμολόχοι
εὐτράπελοι προσαγορεύονται ὡς χαρίεντες· ὅτι δὲ διαφέρου-
σιν, καὶ οὐ μικρόν, ἐκ τῶν εἰρημένων δῆλον. τῇ μέσῃ δ' 5
ἕξει οἰκεῖον καὶ ἡ ἐπιδεξιότης ἐστίν· τοῦ δ' ἐπιδεξίου ἐστὶν
τοιαῦτα λέγειν καὶ ἀκούειν οἷα τῷ ἐπιεικεῖ καὶ ἐλευθερίῳ
ἁρμόττει· ἔστι γάρ τινα πρέποντα τῷ τοιούτῳ λέγειν ἐν παι-
διᾶς μέρει καὶ ἀκούειν, καὶ ἡ τοῦ ἐλευθερίου παιδιὰ διαφέρει
τῆς τοῦ ἀνδραποδώδους, καὶ αὖ τοῦ πεπαιδευμένου καὶ ἀπαι-
δεύτου. ἴδοι δ' ἄν τις καὶ ἐκ τῶν κωμῳδιῶν τῶν παλαιῶν 6
καὶ τῶν καινῶν· τοῖς μὲν γὰρ ἦν γελοῖον ἡ αἰσχρολογία,
τοῖς δὲ μᾶλλον ἡ ὑπόνοια· διαφέρει δ' οὐ μικρὸν ταῦτα
πρὸς εὐσχημοσύνην. πότερον οὖν τὸν εὖ σκώπτοντα ὁριστέον 7
τῷ λέγειν μὴ ἀπρεπῆ ἐλευθερίῳ, ἢ τῷ μὴ λυπεῖν τὸν ἀκούοντα
ἢ καὶ τέρπειν; ἢ καὶ τό γε τοιοῦτον ἀόριστον; ἄλλο γὰρ ἄλλῳ
μισητόν τε καὶ ἡδύ. τοιαῦτα δὲ καὶ ἀκούσεται· ἃ γὰρ 8
ὑπομένει ἀκούων, ταῦτα καὶ ποιεῖν δοκεῖ. οὐ δὴ πᾶν ποιήσει· 9
τὸ γὰρ σκῶμμα λοιδόρημά τι ἐστίν, οἱ δὲ νομοθέται ἔνια
λοιδορεῖν κωλύουσιν· ἔδει δ' ἴσως καὶ σκώπτειν. ὁ δὴ χαρίεις 10
καὶ ἐλευθέριος οὕτως ἕξει, οἷον νόμος ὢν ἑαυτῷ.

τοιοῦτος μὲν οὖν ὁ μέσος ἐστίν, εἴτ' ἐπιδέξιος εἴτ' εὐτρά-
πελος λέγεται· ὁ δὲ βωμολόχος ἥττων ἐστὶν τοῦ γελοίου, καὶ οὔτε
ἑαυτοῦ οὔτε τῶν ἄλλων ἀπεχόμενος, εἰ γέλωτα ποιήσει, καὶ τοι-

16. ἐκ] καὶ ἐκ $K^b O^b$ ‖ 21. αὖ τοῦ] αἱ τοῦ L^b, τοῦ O^b, om. K^b ‖ 26. μὴ ἀπρεπῆ] ἃ πρέπει $L^b M^b O^b$ ‖ ἢ τῷ] ἢ τὸ K^b ‖ 28. τοιαῦτα] καὶ τοιαῦτα K^b ‖ ἃ post δὲ add. Imelmann ‖ 29. ποιήσει] ἀκούσεται Zwinger, λέξει Coraes ‖ 35. ταῦτα K^b.

(VIII)
αὐτὰ λέγων ὧν οὐδὲν ἂν εἴποι ὁ χαρίεις, ἔνια δ' οὐδ' ἂν ἀκού- 1128 b
σαι· ὁ δ' ἄγροικος εἰς τὰς τοιαύτας ὁμιλίας ἀχρεῖος. οὐθὲν γὰρ
11 συμβαλλόμενος πᾶσι δυσχεραίνει. δοκεῖ δὲ ἡ ἀνάπαυσις καὶ
ἡ παιδιὰ ἐν τῷ βίῳ εἶναι ἀναγκαῖον.

12 τρεῖς οὖν αἱ εἰρημέναι ἐν τῷ βίῳ μεσότητες, εἰσὶ δὲ
πᾶσαι περὶ λόγων τινῶν καὶ πράξεων κοινωνίαν. διαφέρουσι
δ' ὅτι ἣ μὲν περὶ ἀλήθειάν ἐστιν, αἳ δὲ περὶ τὸ ἡδύ, τῶν δὲ
περὶ τὴν ἡδονὴν ἣ μὲν ἐν ταῖς παιδιαῖς, ἣ δ' ἐν ταῖς κατὰ
τὸν ἄλλον βίον ὁμιλίαις.

IX περὶ δὲ αἰδοῦς ὥς τινος ἀρετῆς οὐ προσήκει λέγειν·
πάθει γὰρ μᾶλλον ἔοικεν ἢ ἕξει. ὁρίζεται γοῦν φόβος τις
2 ἀδοξίας, ἀποτελεῖταί τε τῷ περὶ τὰ δεινὰ φόβῳ παραπλή-
σιον· ἐρυθραίνονται γὰρ οἱ αἰσχυνόμενοι, οἱ δὲ τὸν θάνατον
φοβούμενοι ὠχριῶσι. σωματικὰ δὴ φαίνεταί πως εἶναι
3 ἀμφότερα, ὅπερ δοκεῖ πάθους μᾶλλον ἢ ἕξεως εἶναι. οὐ
πάσῃ δ' ἡλικίᾳ τὸ πάθος ἁρμόζει, ἀλλὰ τῇ νέᾳ. οἰόμεθα
γὰρ δεῖν τοὺς τηλικούτους αἰδήμονας εἶναι διὰ τὸ πάθει ζῶν-
τας πολλὰ ἁμαρτάνειν, ὑπὸ τῆς αἰδοῦς δὲ κωλύεσθαι, καὶ
ἐπαινοῦμεν τῶν μὲν νέων τοὺς αἰδήμονας, πρεσβύτερον δ'
οὐδεὶς ἂν ἐπαινέσειεν ὅτι αἰσχυντηλός. οὐδὲν γὰρ οἰόμεθα δεῖν
4 αὐτὸν πράττειν ἐφ' οἷς ἔστιν αἰσχύνη. οὐδὲ γὰρ ἐπιεικοῦς ἐστιν
ἡ αἰσχύνη, εἴπερ γίνεται ἐπὶ τοῖς φαύλοις (οὐ γὰρ πρα-
5 κτέον τὰ τοιαῦτα· εἰ δ' ἐστὶ τὰ μὲν κατ' ἀλήθειαν αἰσχρὰ
τὰ δὲ κατὰ δόξαν, οὐδὲν διαφέρει· οὐδέτερα γὰρ πρακτέα,
6 ὥστε οὐκ' αἰσχυντέον), φαύλου δὲ διὰ τὸ εἶναι τοιοῦτον οἷον
πράττειν τι τῶν αἰσχρῶν. τὸ δ' οὕτως ἔχειν ὥστ' εἰ πράξειέ

1128 b, 1. εἴποι ἂν Kᵇ, εἴποι Mᵇ ‖ 2. ἄγροικος Coraes: ἄγριος ‖ 4. ἀναγκαία Kᵇ ‖ 8. ἡ δ' ἐν ταῖς] αἱ δὲ Kᵇ ‖ 11. οὖν KᵇOᵇ ‖ 12. καὶ ἀποτελεῖται τῷ Kᵇ, ἀποτελεῖται δὲ τῷ LᵇMᵇ ‖ 25. οὐδ' Γ ‖ διὰ Rassow: καὶ ‖ 26. ὥστε πρᾶξαι Kᵇ, ὥστε πράξαντα coniecit Ramsauer.

(IX)

τι τῶν τοιούτων αἰσχύνεσθαι, καὶ διὰ τοῦτο οἴεσθαι ἐπιεικῆ εἶναι, ἄτοπον· ἐπὶ τοῖς ἑκουσίοις γὰρ ἡ αἰδώς, ἑκὼν δὲ ὁ ἐπιεικὴς οὐδέποτε πράξει τὰ φαῦλα. εἴη δ' ἂν ἡ αἰδὼς ἐξ 7
ὑποθέσεως ἐπιεικές· εἰ γὰρ πράξαι, αἰσχύνοιτ' ἄν· οὐκ ἔστιν δὲ τοῦτο περὶ τὰς ἀρετάς. εἰ δ' ἡ ἀναισχυντία φαῦλον καὶ τὸ μὴ αἰδεῖσθαι τὰ αἰσχρὰ πράττειν, οὐδὲν μᾶλλον τὸ τοιαῦτα πράττοντα αἰσχύνεσθαι ἐπιεικές. οὐκ ἔστιν δὲ οὐδ' ἡ 8
ἐγκράτεια ἀρετή, ἀλλά τις μικτή· δειχθήσεται δὲ περὶ αὐτῆς ἐν τοῖς ὕστερον. νῦν δὲ περὶ δικαιοσύνης εἴπωμεν.

E.

1129a *περὶ δὲ δικαιοσύνης καὶ ἀδικίας σκεπτέον, περὶ ποίας* E I
τε τυγχάνουσιν οὖσαι πράξεις, καὶ ποία μεσότης ἐστὶν ἡ δικαιοσύνη, καὶ τὸ δίκαιον τίνων μέσον. ἡ δὲ σκέψις ἡμῖν 2
ἔστω κατὰ τὴν αὐτὴν μέθοδον τοῖς προειρημένοις. ὁρῶμεν δὴ 3
πάντας τὴν τοιαύτην ἕξιν βουλομένους λέγειν δικαιοσύνην, ἀφ' ἧς πρακτικοὶ τῶν δικαίων εἰσὶν καὶ ἀφ' ἧς δικαιοπραγοῦσιν καὶ βούλονται τὰ δίκαια· τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ ἀδικίας, ἀφ' ἧς ἀδικοῦσι καὶ βούλονται τὰ ἄδικα. διὸ καὶ ἡμῖν πρῶτον ὡς ἐν τύπῳ ὑποκείσθω ταῦτα. οὐδὲ γὰρ 4
τὸν αὐτὸν ἔχει τρόπον ἐπί τε τῶν ἐπιστημῶν καὶ δυνάμεων καὶ ἐπὶ τῶν ἕξεων. δύναμις μὲν γὰρ καὶ ἐπιστήμη δοκεῖ τῶν ἐναντίων ἡ αὐτὴ εἶναι, ἕξις δ' ἡ ἐναντία τῶν ἐναντίων

28. *ἀκουσίοις* K^b ‖ 30. *γὰρ* om. K^b ‖ 32. *τὸ*] *τὸν τὰ* K^b, *τὸν* L^b ‖ *τοιαῦτα*] *ταῦτα* L^bM^b ‖ 33. „lacunam statuit ante *οὐκ* Monro, qui excidisse putat de nemesi disputationem, at 1108b, 6 sq. *καὶ ἄλλοθι* ad Rhetorica potius spectare videntur.“ Susemihl ‖ *οὐκ* — 35. *εἴπωμεν* secl. Grant ‖ 35. *νῦν* — *εἴπωμεν* secl. Ramsauer ‖ 1129a, 9. *τὸν* — 10. *ἄδικα* om. K^b ‖ 10. *διὸ* — 26. *ἀδικία* secl. Susemihl ‖ 11. *οὔτε* K^b, *οὐ* M^b ‖ 14. *ἡ ἐναντία* secludenda aut *τοῦ ἐναντίου* pro *τῶν ἐναντίων* scribendum esse ci. Hampke, *ἡ αὐτὴ* Muretus, *ἡ ἐναντία* Spengel.

(I)

οὔ, οἷον ἀπὸ τῆς ὑγιείας οὐ πράττεται τὰ ἐναντία, ἀλλὰ τὰ ὑγιεινὰ μόνον· λέγομεν γὰρ ὑγιεινῶς βαδίζειν, ὅταν
5 βαδίζῃ ὡς ἂν ὁ ὑγιαίνων. πολλάκις μὲν οὖν γνωρίζεται ἡ ἐναντία ἕξις ἀπὸ τῆς ἐναντίας, πολλάκις δὲ αἱ ἕξεις ἀπὸ τῶν ὑποκειμένων· ἐάν τε γὰρ ἡ εὐεξία ᾖ φανερά, καὶ ἡ καχεξία φανερὰ γίνεται, καὶ ἐκ τῶν εὐεκτικῶν ἡ εὐεξία καὶ ἐκ ταύτης τὰ εὐεκτικά. εἰ γάρ ἐστιν ἡ εὐεξία πυκνότης σαρκός, ἀνάγκη καὶ τὴν καχεξίαν εἶναι μανότητα σαρκὸς καὶ
6 τὸ εὐεκτικὸν τὸ ποιητικὸν πυκνότητος ἐν σαρκί. ἀκολουθεῖ δ' ὡς ἐπὶ τὸ πολύ, ἐὰν θάτερα πλεοναχῶς λέγηται, καὶ θάτερα πλεοναχῶς λέγεσθαι, οἷον εἰ τὸ δίκαιον, καὶ τὸ ἄδικον καὶ ἡ
7 ἀδικία. ἔοικεν δὲ πλεοναχῶς λέγεσθαι ἡ δικαιοσύνη καὶ ἡ 2
ἀδικία, ἀλλὰ διὰ τὸ σύνεγγυς εἶναι τὴν ὁμωνυμίαν αὐτῶν λανθάνει καὶ οὐχ, ὥσπερ ἐπὶ τῶν πόρρω, δήλη μᾶλλον· ἡ γὰρ διαφορὰ πολλὴ ἡ κατὰ τὴν ἰδέαν, οἷον ὅτι καλεῖται κλεὶς ὁμωνύμως ἥ τε ὑπὸ τὸν αὐχένα τῶν ζῴων καὶ ᾗ τὰς
8 θύρας κλείουσιν. εἰλήφθω δὴ ὁ ἄδικος ποσαχῶς λέγεται. δοκεῖ δὲ ὅ τε παράνομος ἄδικος εἶναι, καὶ ὁ πλεονέκτης καὶ ἄνισος, ὥστε δῆλον ὅτι καὶ ὁ δίκαιος ἔσται ὅ τε νόμιμος καὶ ὁ ἴσος. τὸ μὲν δίκαιον ἄρα τὸ νόμιμον καὶ τὸ ἴσον, τὸ
9 δ' ἄδικον τὸ παράνομον καὶ τὸ ἄνισον. ἐπεὶ δὲ καὶ πλεο- 1129b
νέκτης ὁ ἄδικος, περὶ τἀγαθὰ ἔσται, οὐ πάντα, ἀλλὰ περὶ

15. οὔ secl. Coraes ‖ 23. ποιητικὸν] δεκτικὸν? Noetel ‖ 25. δίκαιον καὶ τὸ ἄδικον καὶ ἡ ἀδικία Lb: ἄδικον καὶ ἡ ἀδικία Kb, δίκαιον καὶ τὸ ἄδικον MbOb, δίκαιον καὶ εἰ τὸ ἄδικον, καὶ ἡ ἀδικία Ramsauer ‖ 26. ἡ δικαιοσύνη καὶ secl. Ramsauer ‖ 27. ἡ ὁμωνυμία Thurot ‖ 28. λανθάνειν Mb ‖ μᾶλλον ante δήλη tri. Spengel ‖ 30. ὁμώνυμος Kb ‖ 32. καὶ ὁ πλεονέκτης secl. Hampke ‖ καὶ ὁ ἄνισος LbMbOb, secl. Trendelenburg ‖ 33. ἄνισος] ἄδικος pr. Kb ‖ 34. ὁ om. Kb ‖ 1129b, 1. δ' om. Kb ‖ καὶ post δὲ add. Lb ‖ 2. ἔσται om. Kb.

ὅσα εὐτυχία καὶ ἀτυχία, ἃ ἐστὶν μὲν ἁπλῶς ἀεὶ ἀγαθά,
τινὶ δ' οὐκ ἀεί. οἱ δ' ἄνθρωποι ταῦτα εὔχονται καὶ διώκουσιν·
δεῖ δ' οὔ, ἀλλ' εὔχεσθαι μὲν τὰ ἁπλῶς ἀγαθὰ καὶ αὑτοῖς
ἀγαθὰ εἶναι, αἱρεῖσθαι δὲ τὰ αὑτοῖς ἀγαθά. ὁ δ' ἄδικος 10
οὐκ ἀεὶ τὸ πλέον αἱρεῖται, ἀλλὰ καὶ τὸ ἔλαττον ἐπὶ τῶν
ἁπλῶς κακῶν· ἀλλ' ὅτι δοκεῖ καὶ τὸ μεῖον κακὸν ἀγαθόν πως
εἶναι, τοῦ δ' ἀγαθοῦ ἐστιν ἡ πλεονεξία, διὰ τοῦτο δοκεῖ πλεο-
νέκτης εἶναι. ἔστιν δὲ ἄνισος· τοῦτο γὰρ περιέχει καὶ κοινόν. 11
3 ἐπεὶ δ' ὁ παράνομος ἄδικος ἦν ὁ δὲ νόμιμος δίκαιος, 12
δῆλον ὅτι πάντα τὰ νόμιμά ἐστίν πως δίκαια· τά τε γὰρ
ὡρισμένα ὑπὸ τῆς νομοθετικῆς νόμιμά ἐστιν, καὶ ἕκαστον τού-
των δίκαιον εἶναι φαμέν. οἱ δὲ νόμοι ἀγορεύουσι περὶ ἁπάν- 13
των, στοχαζόμενοι ἢ τοῦ κοινῇ συμφέροντος πᾶσιν [ἢ τοῖς
ἀρίστοις] ἢ τοῖς κυρίοις, ἢ κατ' ἀρετὴν ἢ κατ' ἄλλον τινὰ τρό-
πον τοιοῦτον· ὥστε ἕνα μὲν τρόπον δίκαια λέγομεν τὰ ποιη-
τικὰ καὶ φυλακτικὰ εὐδαιμονίας καὶ τῶν μορίων αὐτῆς τῇ
πολιτικῇ κοινωνίᾳ. προστάττει δ' ὁ νόμος καὶ τὰ τοῦ ἀν- 14
δρείου ἔργα ποιεῖν, οἷον μὴ λείπειν τὴν τάξιν μηδὲ φεύγειν
μηδὲ ῥίπτειν τὰ ὅπλα, καὶ τὰ τοῦ σώφρονος, οἷον μὴ μοι-
χεύειν μηδὲ ὑβρίζειν, καὶ τὰ τοῦ πρᾴου, οἷον μὴ τύπτειν
μηδὲ κακηγορεῖν, ὁμοίως δὲ καὶ τὰ κατὰ τὰς ἄλλας ἀρετὰς
καὶ μοχθηρίας τὰ μὲν κελεύων τὰ δ' ἀπαγορεύων, ὀρθῶς

3. ἃ om. pr. K^b ‖ 8. μεῖον] μὴ K^bL^b ‖ 10. ἔστω Vermehren ‖ καὶ παράνομος post ἄνισος supra v. add. rc. K^b ‖ 10. post κοινόν add. καὶ παράνομος. τοῦτο γάρ, ἡ παρανομία ἤτοι ἡ ἀνισότης, περιέχει πᾶσαν ἀδικίαν καὶ κοινόν ἐστι πάσης ἀδικίας $L^bM^bO^b$ ‖ 15. ἢ τοῖς ἀρίστοις secl. Rassow ‖ 16. ἢ ante κατ' add. O^b ‖ κατ' ἀρετὴν om. K^b ‖ ἢ κατ' ἀρετὴν ἢ (vel ἢ τοῖς ἀρίστοις) del. Spengel ‖ 18. τῆς ante εὐδαιμονίας add. O^b ‖ 20. λιπεῖν $K^bL^bM^b$ ‖ 23. τὰ add. L^b ‖ 24. ὀρθὸς M^b.

(1)
15 μὲν ὁ κείμενος ὀρθῶς, χεῖρον δ' ὁ ἀπεσχεδιασμένος. αὕτη
μὲν οὖν ἡ δικαιοσύνη ἀρετὴ μέν ἐστιν τελεία, ἀλλ' οὐχ ἁπλῶς
ἀλλὰ πρὸς ἕτερον. καὶ διὰ τοῦτο πολλάκις κρατίστη τῶν
ἀρετῶν εἶναι δοκεῖ ἡ δικαιοσύνη, καὶ οὔθ' ἕσπερος οὔτε ἑῷος
οὕτω θαυμαστός· καὶ παροιμιαζόμενοί φαμεν

ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ' ἀρετή 'στιν.

καὶ τελεία μάλιστα ἀρετή, ὅτι τῆς τελείας ἀρετῆς χρῆσις ἐστίν,
τελεία δ' ἐστίν, ὅτι ὁ ἔχων αὐτὴν καὶ πρὸς ἕτερον δύναται τῇ
ἀρετῇ χρῆσθαι, ἀλλ' οὐ μόνον καθ' αὑτόν· πολλοὶ γὰρ ἐν μὲν
τοῖς οἰκείοις τῇ ἀρετῇ δύνανται χρῆσθαι, ἐν δὲ τοῖς πρὸς ἕτερον
16 ἀδυνατοῦσιν. καὶ διὰ τοῦτο εὖ δοκεῖ ἔχειν τὸ τοῦ Βίαντος, ὅτι
"ἀρχὰ ἄνδρα δείξει"· πρὸς ἕτερον γὰρ καὶ ἐν κοινωνίᾳ ἤδη
17 ὁ ἄρχων. διὰ δὲ τὸ αὐτὸ τοῦτο καὶ 'ἀλλότριον ἀγαθὸν' δοκεῖ εἶ-
ναι ἡ δικαιοσύνη μόνη τῶν ἀρετῶν, ὅτι πρὸς ἕτερον ἐστίν· ἄλλῳ
18 γὰρ τὰ συμφέροντα πράττει, ἢ ἄρχοντι ἢ κοινωνῷ. κάκι-
στος μὲν οὖν ὁ καὶ πρὸς αὑτὸν καὶ πρὸς τοὺς φίλους χρώμενος
τῇ μοχθηρίᾳ, ἄριστος δ' οὐχ ὁ πρὸς αὑτὸν τῇ ἀρετῇ ἀλλ' ὁ
πρὸς ἕτερον· τοῦτο γὰρ ἔργον χαλεπόν.
19 αὕτη μὲν οὖν ἡ δικαιοσύνη οὐ μέρος ἀρετῆς ἀλλ' ὅλη ἀρετὴ

25. χείρων LᵇMᵇ et corr.² Kᵇ ‖ ταύτην Kᵇ ‖ 29. διὸ ante καὶ add. LᵇMᵇ ‖ 30. ἀρετή 'στιν Bergk (Poet. lyr. p. 360. 390), ἀρετὴ ἐστί Mᵇ, ἀρετὴ ἔνι KᵇLᵇOᵇ ‖ 31. καὶ τελεία μάλιστα et 32. τελεία δ' ἐστὶν locos inter se commutare iubet Jackson ‖ ὅτι — 32. δ' ἐστίν secl. Muenscher, Busse ‖ τῆς τελείας] τελεία τῆς Trendelenburg, τῆς ὅλης Imelmann ‖ τελεία post ἀρετῆς add. Hampke, post χρῆσίς ἐστιν Ueberweg ‖ 32. τελεία — 1130a, 1. ἀδυνατοῦσιν alteram recensionem esse antecedentium 25. αὕτη — 27. ἕτερον putat Imelmann ‖ ὅτι ὁ] ὁ Kᵇ, ἔτι ὁ Imelmann ‖ 1130a, 2. ἀρχὴ KᵇOᵇ ‖ ἄνδρα] τὸν ἄνδρα Oᵇ ‖ 5. ἄρχοντι ἢ ἀρχομένῳ Ramsauer ‖ 6. πρὸς ante τοὺς om. Mᵇ ‖ 7. ἀλλ' ὁ Oᵇ: ἀλλὰ ‖ 8. χαλεπόν secl. Muretus ‖ 9. ἀλλὰ καὶ ὅλη Mᵇ.

(I)
ἐστιν, οὐδὲ ἡ ἐναντία ἀδικία μέρος κακίας ἀλλ' ὅλη κακία
(τί δὲ διαφέρει ἡ ἀρετὴ καὶ ἡ δικαιοσύνη αὕτη, δῆλον ἐκ 20
τῶν εἰρημένων· ἔστι μὲν γὰρ ἡ αὐτή, τὸ δ' εἶναι οὐ τὸ αὐτό,
ἀλλ' ᾗ μὲν πρὸς ἕτερον, δικαιοσύνη, ᾗ δὲ τοιάδε ἕξις, ἁπλῶς
4 ἀρετή)· ζητοῦμεν δέ γε τὴν ἐν μέρει ἀρετῆς δικαιοσύνην. ἔστι II
γάρ τις, ὥς φαμέν. ὁμοίως δὲ καὶ περὶ ἀδικίας τῆς κατὰ
μέρος. σημεῖον δ' ὅτι ἔστιν· κατὰ μὲν γὰρ τὰς ἄλλας 2
μοχθηρίας ὁ ἐνεργῶν ἀδικεῖ μέν, πλεονεκτεῖ δ' οὐδέν, οἷον ὁ
ῥίψας τὴν ἀσπίδα διὰ δειλίαν, ἢ κακῶς εἰπὼν διὰ χαλεπό-
τητα, ἢ οὐ βοηθήσας χρήμασι δι' ἀνελευθερίαν· ὅταν δὲ
πλεονεκτῇ, πολλάκις κατ' οὐδεμίαν τῶν τοιούτων, ἀλλὰ μὴν
οὐδὲ κατὰ πάσας, κατὰ πονηρίαν δέ γέ τινα (ψέγομεν γάρ)
καὶ κατ' ἀδικίαν. ἔστιν ἄρα γε ἄλλη τις ἀδικία ὡς μέρος 3
τῆς ὅλης, καὶ ἄδικόν τι ἐν μέρει τοῦ ὅλου ἀδίκου τοῦ παρὰ
τὸν νόμον. ἔτι εἰ ὃ μὲν τοῦ κερδαίνειν ἕνεκα μοιχεύει καὶ 4
προσλαμβάνων, ὃ δὲ προστιθεὶς καὶ ζημιούμενος δι' ἐπιθυμίαν,
οὗτος μὲν ἀκόλαστος δόξειεν ἂν εἶναι μᾶλλον ἢ πλεονέκτης,
ἐκεῖνος δ' ἄδικος, ἀκόλαστος δ' οὔ. δῆλον ἄρα ὅτι διὰ τὸ
κερδαίνειν. ἔτι περὶ μὲν τὰ ἄλλα πάντα ἀδικήματα γίγνεται 5
ἡ ἐπαναφορὰ ἐπί τινα μοχθηρίαν ἀεί, οἷον εἰ ἐμοίχευσεν,
ἐπ' ἀκολασίαν, εἰ ἐγκατέλιπεν τὸν παραστάτην, ἐπὶ δειλίαν,
εἰ ἐπάταξεν, ἐπὶ ὀργήν, εἰ δὲ ἐκέρδανεν, ἐπ' οὐδεμίαν μοχθη-
ρίαν ἀλλ' ἢ ἐπ' ἀδικίαν. ὥστε φανερὸν ὅτι ἔστι τις ἀδικία 6

10. ἀδικία] κακία M^b ‖ 11. ἡ ὅλη ἀρετὴ codd. Turnebi, Coraes ‖ 12. τῷ δ' Coraes ‖ 13. ἡ μὲν K^bL^bM^b ‖ ἡ δικαιοσύνη K^bL^b ‖ ᾗ] ἡ K^b ‖ ἕξις ἁπλῶς, ἀρετή Trendelenburg ‖ 14. ἀρετῆς secl. Spengel ‖ 17. ὁ om. K^b ‖ 22. ἔστιν ἄρα γε] ἔστι γὰρ K^b ‖ μέρος τι τῆς L^bM^bO^b ‖ 23. τοῦ παρὰ τὸν νόμον secludi vult Noetel ‖ 24. ἔτι] ὅτι K^b ‖ 25. προσλαμβάνει L^bM^b, προσλαμβάνοι O^b ‖ 26. μᾶλλον δόξει εἶναι K^b ‖ 28. ἔτι — 32. ἀδικίαν secl. Noetel ‖ ἔτι etiam K^b ‖ 31. εἰ δ' ἐπάταξεν K^bL^b.

(II)
παρὰ τὴν ὅλην ἄλλη ἐν μέρει, συνώνυμος, ὅτι ὁ ὁρισμὸς ἐν
τῷ αὐτῷ γένει· ἄμφω γὰρ ἐν τῷ πρὸς ἕτερον ἔχουσι τὴν 1130b
δύναμιν, ἀλλ' ἣ μὲν περὶ τιμὴν ἢ χρήματα ἢ σωτηρίαν, ἢ
εἴ τινι ἔχοιμεν ἑνὶ ὀνόματι περιλαβεῖν ταῦτα πάντα, καὶ
δι' ἡδονὴν τὴν ἀπὸ τοῦ κέρδους, ἣ δὲ περὶ ἅπαντα περὶ ὅσα ὁ
σπουδαῖος.

7 ὅτι μὲν οὖν εἰσὶν δικαιοσύναι πλείους, καὶ ὅτι ἔστι τις 5
καὶ ἑτέρα παρὰ τὴν ὅλην ἀρετήν, δῆλον· τίς δὲ καὶ ποία
8 τις, ληπτέον. διώρισται δὴ τὸ ἄδικον τό τε παράνομον καὶ
τὸ ἄνισον, τὸ δὲ δίκαιον τό τε νόμιμον καὶ τὸ ἴσον. κατὰ
9 μὲν οὖν τὸ παράνομον ἡ πρότερον εἰρημένη ἀδικία ἐστίν· ἐπεὶ
δὲ τὸ ἄνισον καὶ τὸ παράνομον οὐ ταὐτὸν ἀλλ' ἕτερον ὡς μέρος
πρὸς ὅλον (τὸ μὲν γὰρ ἄνισον ἅπαν παράνομον, τὸ δὲ παράνομον
οὐχ ἅπαν ἄνισον), καὶ τὸ ἄδικον καὶ ἡ ἀδικία οὐ ταὐτὰ ἀλλ'
ἕτερα ἐκείνων, τὰ μὲν ὡς μέρη τὰ δ' ὡς ὅλα (μέρος γὰρ
αὕτη ἡ ἀδικία τῆς ὅλης ἀδικίας, ὁμοίως δὲ καὶ ἡ δικαιο-

1130b, 2. ἢ χρήματα] καὶ χρήματα O^b, ἢ καὶ χρήματα L^bM^b ‖ 4. πάντα K^b ‖ 6. ὅτι — 29. παντί secl. Rieckher, Rassow ‖ 6. αἱ post εἰσὶν add. K^b, καὶ add. Thurot ‖ 7. ἀρετὴν secl. Gifanius ‖ ποία K^b: ὁποία ‖ 8. δὲ K^bM^b ‖ 10. μὲν οὖν om. K^b ‖ 11. καὶ τὸ παράνομον ὥσπερ καὶ τὸ ἄνισον vel simile quid addi vult Hampke post ἄνισον ‖ παράνομον Ald. et corr. O^b: πλέον L^bM^b et pr. O^b, παράνομον πλέον K^b ‖ 12. πρὸς] καὶ πρὸς K^b ‖ τὸ μὲν — 13. ἄνισον] τὸ μὲν γάρ πλέον ἅπαν ἄνισον τὸ δ' ἄνισον οὐ πᾶν πλέον K^bL^b, τὸ μὲν γὰρ ἄνισον ἅπαν παράνομον, τὸ δὲ παράνομον οὐχ ἅπαν ἄνισον, καὶ (ὡσαύτως δὲ καὶ O^b) τὸ πλέον ἅπαν ἄνισον, τὸ δ' ἄνισον οὐ πᾶν (οὐχ ἅπαν M^b) πλέον M^bO^b, τὸ μὲν γὰρ παράνομον οὐ πᾶν ἄνισον, τὸ δ' ἄνισον ἅπαν παράνομον Ramsauer, secl. Spengel.

(II)

σύνη τῆς δικαιοσύνης), ὥστε καὶ περὶ τῆς ἐν μέρει δικαιοσύ-
νης καὶ περὶ τῆς ἐν μέρει ἀδικίας λεκτέον, καὶ τοῦ δικαίου
καὶ τοῦ ἀδίκου ὡσαύτως. ἡ μὲν οὖν κατὰ τὴν ὅλην ἀρετὴν 10
τεταγμένη δικαιοσύνη καὶ ἀδικία, ἣ μὲν τῆς ὅλης ἀρετῆς
οὖσα χρῆσις πρὸς ἄλλον ἣ δὲ τῆς κακίας, ἀφείσθω, καὶ
τὸ δίκαιον δὲ καὶ τὸ ἄδικον τὸ κατὰ ταύτας φανερὸν ὡς
διοριστέον (σχεδὸν γὰρ τὰ πολλὰ τῶν νομίμων τὰ ἀπὸ τῆς
ὅλης ἀρετῆς πραττόμενα ἐστίν· καθ' ἑκάστην γὰρ ἀρετὴν
προστάττει ζῆν καὶ καθ' ἑκάστην μοχθηρίαν κωλύει ὁ νόμος·
τὰ δὲ ποιητικὰ τῆς ὅλης ἀρετῆς ἐστι τῶν νομίμων ὅσα νενο- 11
μοθέτηται περὶ παιδείαν τὴν πρὸς τὸ κοινόν· περὶ δὲ τῆς
καθ' ἕκαστον παιδείας, καθ' ἣν ἁπλῶς ἀνὴρ ἀγαθός ἐστιν,
πότερον τῆς πολιτικῆς ἐστιν ἢ ἑτέρας, ὕστερον διοριστέον· οὐ
γὰρ ἴσως ταὐτὸν ἀνδρί τ' ἀγαθῷ εἶναι καὶ πολίτῃ παντί)·
τῆς δὲ κατὰ μέρος δικαιοσύνης καὶ τοῦ κατ' αὐτὴν δικαίου 12
ἓν μέν ἐστιν εἶδος τὸ ἐν ταῖς διανομαῖς τιμῆς ἢ χρημάτων
ἢ τῶν ἄλλων ὅσα μεριστὰ τοῖς κοινωνοῦσι τῆς πολιτείας (ἐν
τούτοις γάρ ἔστιν καὶ ἄνισον ἔχειν καὶ ἴσον ἕτερον ἑτέρου), ἓν
1131a δὲ τὸ ἐν τοῖς συναλλάγμασι διορθωτικόν. τούτου δὲ μέρη 13
δύο· τῶν γὰρ συναλλαγμάτων τὰ μὲν ἑκούσιά ἐστιν τὰ δὲ
ἀκούσια, ἑκούσια μὲν τὰ τοιάδε οἷον πρᾶσις ὠνὴ δανεισμὸς
ἐγγύη χρῆσις παρακαταθήκη μίσθωσις (ἑκούσια δὲ λέγε-
ται, ὅτι ἡ ἀρχὴ τῶν συναλλαγμάτων τούτων ἑκούσιος), τῶν
δὲ ἀκουσίων τὰ μὲν λαθραῖα, οἷον κλοπὴ μοιχεία φαρ-
μακεία προαγωγεία δουλαπατία δολοφονία ψευδομαρτυρία,

16. ὥστε καὶ] ὥστε L^b, ὡς K^b ‖ ὥστε — 18. ὡσαύτως secl. Ramsauer ‖ 18. τοῦ om. K^b ‖ 22. ἀφοριστέον Rassow ‖ 23. προστατόμενα K^b, προτατόμενα mg. O^b ‖ 30. κατὰ ταύτην δικαίου K^b, δικαίου τοῦ κατ' αὐτὴν L^b ‖ 33. ἑτέρου] ἑτέρῳ Ramsauer ‖ 1131a, 2. ἀδικημάτων K^bM^b et pr. L^b ‖ 7. προαγωγία L^bO^b, προσαγωγία K^bM^b, corr. Aldina.

(II)
τὰ δὲ βίαια, οἷον αἰκία δεσμὸς θάνατος ἁρπαγὴ πήρωσις
κακηγορία προπηλακισμός.

III ἐπεὶ δ' ὅ τ' ἄδικος ἄνισος καὶ τὸ ἄδικον ἄνισον, δῆλον 6
2 ὅτι καὶ μέσον τί ἐστι τοῦ ἀνίσου. τοῦτο δ' ἐστὶν τὸ ἴσον· ἐν ὁποίᾳ
3 γὰρ πράξει ἔστι τὸ πλέον καὶ τὸ ἔλαττον, ἔστι καὶ τὸ ἴσον. εἰ
οὖν τὸ ἄδικον ἄνισον, τὸ δίκαιον ἴσον· ὅπερ καὶ ἄνευ λόγου
δοκεῖ πᾶσιν. ἐπεὶ δὲ τὸ ἴσον μέσον, τὸ δίκαιον μέσον τι ἂν εἴη.
4 ἔστιν δὲ τὸ ἴσον ἐν ἐλαχίστοις δυσίν. ἀνάγκη τοίνυν τὸ δίκαιον
μέσον τε καὶ ἴσον εἶναι καὶ πρός τι καὶ τισίν, καὶ ᾗ μὲν μέ-
σον, τινῶν (ταῦτα δ' ἐστὶ πλεῖον καὶ ἔλαττον), ᾗ δ' ἴσον
5 ἐστί, δυοῖν, ᾗ δὲ δίκαιον, τισίν. ἀνάγκη ἄρα τὸ δίκαιον
ἐν ἐλαχίστοις εἶναι τέτταρσιν· οἷς τε γὰρ δίκαιον τυγχάνει
6 ὄν, δύο ἐστίν, καὶ ἐν οἷς, [τὰ πράγματα,] δύο. καὶ ἡ αὐτὴ
ἔσται ἰσότης, οἷς καὶ ἐν οἷς· ὡς γὰρ ἐκεῖνα ἔχει, τὰ ἐν οἷς, οὕτω
κἀκεῖνα ἔχει· εἰ γὰρ μὴ ἴσοι, οὐκ ἴσα ἕξουσιν, ἀλλ' ἐν-
τεῦθεν αἱ μάχαι καὶ τὰ ἐγκλήματα, ὅταν ἢ ἴσοι μὴ ἴσα
7 ἢ μὴ ἴσοι ἴσα ἔχωσι καὶ νέμωνται. ἔτι ἐκ τοῦ κατ' ἀξίαν
τοῦτο δῆλον· τὸ γὰρ δίκαιον ἐν ταῖς διανομαῖς ὁμολογοῦσι
πάντες κατ' ἀξίαν τινὰ δεῖν εἶναι, τὴν μέντοι ἀξίαν οὐ τὴν
αὐτὴν λέγουσι πάντες ὑπάρχειν, ἀλλ' οἱ μὲν δημοκρατικοὶ

10. lacunam ante ἐπεὶ statuit Ramsauer ‖ 14. μέσον καὶ τὸ Mᵇ ‖ ἄν τι Kᵇ ‖ 15. πρός τι καὶ τισίν post δυσίν add. Scaliger ‖ 16. ὂν post ἴσον add. Berg ‖ καὶ πρός τι] καὶ ἔν τισι Muenscher, om. Kᵇ ‖ καὶ πρός — τισίν secl. Ramsauer ‖ καὶ τισίν om. Lᵇ ‖ καὶ ᾗ — 18. τισίν secl. Muenscher ‖ 17. ταῦτα — ἔλαττον secl. Scaliger ‖ 18. ἐστί om. Kᵇ ‖ δυοῖν — δίκαιον secl. Spengel ‖ 20. τὰ πράγματα secl. Scaliger ‖ 21. ἔσται om. Kᵇ Oᵇ ‖ τὰ ἐν οἷς om. Kᵇ ‖ 22. ἔχει — ἕξουσιν secl. Gifanius ‖ 23. μὴ ἴσα ἴσοι Kᵇ ‖ 24. ἔστι δ' Mᵇ ‖ 25. νομαῖς Lᵇ (in Kᵇ extat διανομαῖς ‖ 27. ὑπάρχειν] κατ' ἀξίαν τινὰ δεῖν εἶναι Kᵇ, om. Oᵇ.

ἐλευθερίαν, οἱ δ' ὀλιγαρχικοὶ πλοῦτον, οἳ δὲ εὐγένειαν, οἱ δ'
ἀριστοκρατικοὶ ἀρετήν. ἔστιν ἄρα τὸ δίκαιον ἀνάλογόν τι. 8
τὸ γὰρ ἀνάλογον οὐ μόνον ἐστὶ μοναδικοῦ ἀριθμοῦ ἴδιον, ἀλλ'
ὅλως ἀριθμοῦ· ἡ γὰρ ἀναλογία ἰσότης ἐστὶ λόγων, καὶ ἐν
τέτταρσιν ἐλαχίστοις. ἡ μὲν οὖν διῃρημένη ὅτι ἐν τέτταρσι, 9
δῆλον· ἀλλὰ καὶ ἡ συνεχής. τῷ γὰρ ἑνὶ ὡς δυσὶ χρῆται
1131b καὶ δὶς λέγει, οἷον ὡς ἡ τοῦ α πρὸς τὴν τοῦ β, οὕτως
ἡ τοῦ β πρὸς τὴν τοῦ γ· δὶς οὖν ἡ τοῦ β εἴρηται, ὥστ' ἐὰν
ἡ τοῦ β τεθῇ δίς, τέτταρα ἔσται τὰ ἀνάλογα. ἔστι δὲ καὶ 10
τὸ δίκαιον ἐν τέτταρσιν ἐλαχίστοις, καὶ ὁ λόγος ὁ αὐτός·
διῄρηνται γὰρ ὁμοίως, οἷς τε καὶ ἅ. ἔσται ἄρα ὡς ὁ α ὅρος 11
πρὸς τὸν β, οὕτως ὁ γ πρὸς τὸν δ· καὶ ἐναλλὰξ ἄρα, ὡς ὁ
α πρὸς τὸν γ, ὁ β πρὸς τὸν δ. ὥστε καὶ τὸ ὅλον πρὸς τὸ
ὅλον· ὅπερ ἡ νομὴ συνδυάζει· κἂν οὕτω συντεθῇ, δικαίως
συνδυάζει. ἡ ἄρα τοῦ α ὅρου τῷ γ καὶ ἡ τοῦ β τῷ δ σύ- 12
ζευξις τὸ ἐν διανομῇ δίκαιόν ἐστι, καὶ μέσον τὸ δίκαιον
τοῦτ' ἐστὶν τοῦ παρὰ τὸ ἀνάλογον· τὸ γὰρ ἀνάλογον μέσον, τὸ
δὲ δίκαιον ἀνάλογον. καλοῦσι δὲ τὴν τοιαύτην ἀναλογίαν 13
γεωμετρικὴν οἱ μαθηματικοί· ἐν γὰρ τῇ γεωμετρικῇ συμ-
βαίνει καὶ τὸ ὅλον πρὸς τὸ ὅλον ὅπερ ἑκάτερον πρὸς ἑκά-
τερον. ἔστιν δ' οὐ συνεχὴς αὕτη ἡ ἀναλογία· οὐ γὰρ γίνεται 14
εἷς ἀριθμῷ ὅρος, ᾧ καὶ ὅ. τὸ μὲν οὖν δίκαιον τοῦτο τὸ ἀνά-
λογον, τὸ δὲ ἄδικον τὸ παρὰ τὸ ἀνάλογον. γίγνεται ἄρα τὸ

31. ἥ τε γὰρ MᵇOᵇ ‖ λόγου Kᵇ ‖ 33. χρήσεται LᵇMᵇ ‖ 1131b, 1. α — β et 2. β — γ] πρώτου — δευτέρου — δευτέρου — τρίτου Kᵇ et perinde 5, 6, 7, 9 ‖ οὕτως om. LᵇMᵇ ‖ 2. καὶ ante prius ἡ add. LᵇMᵇ ‖ ἐὰν τὸ δεύτερον δὶς τεθῇ Kᵇ ‖ 3. ἀνάλογον Spengel ‖ 5. διῄρηται KᵇMᵇOᵇ ‖ ἔσται om. Kᵇ ‖ 8. ὡς ἑκάτερον πρὸς ἑκάτερον post συνδυάζει add. Muenscher ‖ 10. τὸ δίκαιον — 11. παρὰ τὸ ἀνάλογον secl. Gifanius ‖ 11. τοῦ] τὸ KᵇLᵇ, τὸ δὲ ἄδικον Γ.

(III)
μὲν πλέον τὸ δ' ἔλαττον. ὅπερ καὶ ἐπὶ τῶν ἔργων συμ-
βαίνει· ὁ μὲν γὰρ ἀδικῶν πλέον ἔχει, ὁ δ' ἀδικούμενος
15 ἔλαττον τοῦ ἀγαθοῦ. ἐπὶ δὲ τοῦ κακοῦ ἀνάπαλιν· ἐν ἀγαθοῦ
γὰρ λόγῳ γίγνεται τὸ ἔλαττον κακὸν πρὸς τὸ μεῖζον κακόν·
16 ἔστι γὰρ τὸ ἔλαττον κακὸν μᾶλλον αἱρετὸν τοῦ μείζονος, τὸ
δ' αἱρετὸν ἀγαθόν, καὶ τὸ μᾶλλον μεῖζον.

17 τὸ μὲν οὖν ἓν εἶδος τοῦ δικαίου τοῦτο ἐστίν, τὸ
IV δὲ λοιπὸν ἓν τὸ διορθωτικόν, ὃ γίγνεται ἐν τοῖς συναλ-
2 λάγμασιν καὶ τοῖς ἑκουσίοις καὶ τοῖς ἀκουσίοις. τοῦτο δὲ τὸ
δίκαιον ἄλλο εἶδος ἔχει τοῦ προτέρου. τὸ μὲν γὰρ διανεμη-
τικὸν δίκαιον τῶν κοινῶν ἀεὶ κατὰ τὴν ἀναλογίαν ἐστὶ τὴν
εἰρημένην (καὶ γὰρ ἀπὸ χρημάτων κοινῶν ἐὰν γίνηται ἡ
διανομή, ἔσται κατὰ τὸν λόγον τὸν αὐτὸν ὅνπερ ἔχουσιν
πρὸς ἄλληλα τὰ εἰσενεχθέντα· καὶ τὸ ἄδικον τὸ ἀντικεί-
3 μενον τῷ δικαίῳ τούτῳ τὸ παρὰ τὸ ἀνάλογον ἐστίν)· τὸ δ' ἐν
τοῖς συναλλάγμασι δίκαιον ἔστι μὲν ἴσον τι, καὶ τὸ ἄδικον
ἄνισον, ἀλλ' οὐ κατὰ τὴν ἀναλογίαν ἐκείνην ἀλλὰ κατὰ
τὴν ἀριθμητικήν. οὐδὲν γὰρ διαφέρει, εἰ ἐπιεικὴς φαῦλον
ἀπεστέρησεν ἢ φαῦλος ἐπιεικῆ, οὐδ' εἰ ἐμοίχευσεν ἐπιεικὴς ἢ
φαῦλος· ἀλλὰ πρὸς τοῦ βλάβους τὴν διαφορὰν μόνον βλέ-
πει ὁ νόμος (καὶ χρῆται ὡς ἴσοις), εἰ ὃ μὲν ἀδικεῖ ὃ δ' ἀδι-
4 κεῖται, καὶ εἰ ὃ μὲν ἔβλαψεν ὃ δὲ βέβλαπται. ὥστε τὸ ἄδικον
τοῦτο ἄνισον ὂν ἰσάζειν πειρᾶται ὁ δικαστής· καὶ γὰρ ὅταν
ὃ μὲν πληγῇ ὃ δὲ πατάξῃ, ἢ καὶ κτείνῃ ὃ δ' ἀποθάνῃ, διῄ-
ρηται τὸ πάθος καὶ ἡ πρᾶξις εἰς ἄνισα· ἀλλὰ πειρᾶται τῇ
5 ζημίᾳ ἰσάζειν, ἀφαιρῶν τοῦ κέρδους. λέγεται γὰρ ὡς ἁπλῶς
εἰπεῖν ἐπὶ τοῖς τοιούτοις, κἂν εἰ μή τισιν οἰκεῖον ὄνομα εἴη,
τὸ κέρδος, οἷον τῷ πατάξαντι, καὶ ἡ ζημία τῷ παθόντι·
6 ἀλλ' ὅταν γε μετρηθῇ τὸ πάθος, καλεῖται τὸ μὲν ζημία

27. πρότερον K[b] || 28. δίκαιον om. K[b] || 31. εἰς ἄλληλα προσενεχθέντα K[b] || 32. τὸ ante παρὰ om. L[b]M[b] || 1132a, 6. ὃ μὲν om. pr. K[b] || 11. εἴη] ἡ pr. K[b], δοκῇ O[b].

(IV)

τὸ δὲ κέρδος. ὥστε τοῦ μὲν πλείονος καὶ ἐλάττονος τὸ ἴσον
μέσον, τὸ δὲ κέρδος καὶ ἡ ζημία τὸ μὲν πλέον τὸ δὲ ἔλατ-
τον ἐναντίως, τὸ μὲν τοῦ ἀγαθοῦ πλέον τοῦ κακοῦ δὲ ἔλαττον
κέρδος, τὸ δὲ ἐναντίον ζημία· ὧν ἦν μέσον τὸ ἴσον, ὃ λέ-
γομεν εἶναι δίκαιον· ὥστε τὸ ἐπανορθωτικὸν δίκαιον ἂν εἴη
τὸ μέσον ζημίας καὶ κέρδους. διὸ καὶ ὅταν ἀμφισβητῶσιν, 7
ἐπὶ τὸν δικαστὴν καταφεύγουσιν· τὸ δ' ἐπὶ τὸν δικαστὴν ἰέναι
ἰέναι ἐστὶν ἐπὶ τὸ δίκαιον· ὁ γὰρ δικαστὴς βούλεται εἶναι οἷον
δίκαιον ἔμψυχον· καὶ ζητοῦσι δικαστὴν μέσον, καὶ καλοῦσιν
ἔνιοι μεσιδίους, ὡς ἐὰν τοῦ μέσου τύχωσιν, τοῦ δικαίου τευξό-
μενοι. μέσον ἄρα τι τὸ δίκαιον, εἴπερ καὶ ὁ δικαστής. ὁ δὲ 8
δικαστὴς ἐπανισοῖ, καὶ ὥσπερ γραμμῆς εἰς ἄνισα τετμημέ-
νης, ᾧ τὸ μεῖζον τμῆμα τῆς ἡμισείας ὑπερέχει, τοῦτ'
ἀφεῖλε καὶ τῷ ἐλάττονι τμήματι προσέθηκεν. ὅταν δὲ
δίχα διαιρεθῇ τὸ ὅλον, τότε φασὶν ἔχειν τὸ αὑτοῦ ὅταν
λάβωσι τὸ ἴσον. τὸ δ' ἴσον μέσον ἐστὶ τῆς μείζονος καὶ 9
ἐλάττονος κατὰ τὴν ἀριθμητικὴν ἀναλογίαν. διὰ τοῦτο καὶ
ὀνομάζεται δίκαιον, ὅτι δίχα ἐστίν, ὥσπερ ἂν εἴ τις εἴποι
δίχαιον, καὶ ὁ δικαστὴς διχαστής. ἐπὰν γὰρ δύο ἴσων 10
⟨ἴσον⟩ ἀφαιρεθῇ ἀπὸ θατέρου, πρὸς θάτερον δὲ προστεθῇ, δυσὶ
τούτοις ὑπερέχει θάτερον· εἰ γὰρ ἀφῃρέθη μέν, μὴ προσετέθη
δέ, ἑνὶ ἂν μόνον ὑπερεῖχεν. τοῦ μέσου ἄρα ἑνί, καὶ τὸ μέσον,
ἀφ' οὗ ἀφῃρέθη, ἑνί. τούτῳ ἄρα γνωριοῦμεν τί τε ἀφελεῖν 11
δεῖ ἀπὸ τοῦ πλέον ἔχοντος, καὶ τί προσθεῖναι τῷ ἔλαττον
ἔχοντι· ᾧ μὲν γὰρ τὸ μέσον ὑπερέχει, τοῦτο προσθεῖναι δεῖ
τῷ ἔλαττον ἔχοντι, ᾧ δ' ὑπερέχεται, ἀφελεῖν ἀπὸ τοῦ με-

21. ἰέναι — εἶναι om. pr. K[b] ‖ 23. μεσιδίκους (κ correcto) L[b], μεσοδίκους Ald. ‖ 27. καὶ et προσέθηκεν om. K[b] ‖ 28. τὸ αὑτοῦ L[b]: τὸ αὐτοῦ K[b], τὸ αὐτὸ M[b], τὰ αὑτοῦ O[b], τὰ αὑτῶν Coraes ‖ 29. τὸ δ' — 30. ἀναλογίαν post 32. διχαστής tri. Rassow ‖ 33. ἴσον add. Rassow ‖ 1132b, 2. τοῦ ante ἀφ' add. Zell ‖ 3. προστεθῆναι M[b].

(IV)
12 γίστου. ἴσαι αἱ ἐφ' ὧν αα ββ γγ ἀλλήλαις· ἀπὸ τῆς αα ἀφῃρήσθω τὸ αε, καὶ προσκείσθω τῇ γγ τὸ ἐφ' ᾧ γδ, ὥστε ὅλη ἡ δγγ τῆς εα ὑπερέχει τῷ γδ καὶ τῷ γζ· τῆς ἄρα ββ τῷ γδ. [ἔστιν δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν τοῦτο· ἀνῃροῦντο γὰρ ἄν, εἰ μὴ ⟨ὃ⟩ ἐποίει τὸ ποιοῦν καὶ ὅσον καὶ οἷον,
13 καὶ τὸ πάσχον ἔπασχε τοῦτο καὶ τοσοῦτον καὶ τοιοῦτον.] ἐλήλυθε δὲ τὰ ὀνόματα ταῦτα ἥ τε ζημία καὶ τὸ κέρδος ἐκ τῆς ἑκουσίου ἀλλαγῆς. τὸ μὲν γὰρ πλέον ἔχειν ἢ τὰ ἑαυτοῦ κερδαίνειν λέγεται, τὸ δὲ ἔλαττον τῶν ἐξ ἀρχῆς ζημιοῦσθαι, οἷον ἐν τῷ ὠνεῖσθαι καὶ πωλεῖν καὶ ἐν ὅσοις ἄλλοις ἄδειαν
14 ἔδωκεν ὁ νόμος· ὅταν δὲ μήτε πλέον μήτ' ἔλαττον ἀλλ' αὐτὰ ⟨τὰ⟩ δι' αὐτῶν γένηται, τὰ αὑτῶν φασιν ἔχειν καὶ οὔτε ζημιοῦσθαι οὔτε κερδαίνειν. ὥστε κέρδους τινὸς καὶ ζημίας μέσον τὸ δίκαιόν ἐστι τῶν παρὰ τὸ ἑκούσιον, τὸ ἴσον ἔχειν καὶ πρότερον καὶ ὕστερον.

V δοκεῖ δέ τισι καὶ τὸ ἀντιπεπονθὸς εἶναι ἁπλῶς δίκαιον, 8
ὥσπερ οἱ Πυθαγόρειοι ἔφασαν· ὡρίζοντο γὰρ ἁπλῶς τὸ δί-
2 καιον ⌞τὸ ἀντιπεπονθὸς ἄλλῳ⌟. τὸ δ' ἀντιπεπονθὸς οὐκ ἐφαρμόττει οὔτ' ἐπὶ τὸ διανεμητικὸν δίκαιον οὔτ' ἐπὶ τὸ διορθωτι-

7. ἀφαιρείσθω $L^b O^b$, ἀφῄρηται K^b ‖ ῳ O^b: ὧν ‖ 8. ὅλη ἡ] ὅλην K^b, ἡ ὅλη O^b ‖ ὑπερέχειν corr.[2] K^b ‖ 9. ἔστιν — 11. τοιοῦτον = 1133a, 14—16. secl. Lambinus ‖ τοῦτο post δὲ $K^b O^b$ ‖ 10. ὃ add. Berg, Rassow ‖ πόσον pr. K^b ‖ 11. τοῦτο om. M^b ‖ 13. ἢ secl. Scaliger ‖ 15. ὅσοις] τοῖς K^b ‖ 16. δέδωκεν $K^b O^b$ ‖ 17. αὐτὰ τὰ δι' αὐτῶν Rassow: αὐτὰ δι' αὐτῶν K^b, αὐτὰ δι' αὑτῶν $L^b O^b$, τὰ αὑτῶν M^b ‖ 18. ὥστε — 20. ὕστερον secl. Noetel ‖ 19. τῶν] τῶι pr. K^b, τὸ M^b ‖ τὸ] τῷ τὸ Berg ‖ καὶ om. K^b ‖ 21. καὶ — δίκαιον secl. Jackson ‖ 23. ἄλλῳ om. $L^b M^b O^b$, ταὐτῷ? Hampke ‖ τὸ δ' — 24. διορθωτικόν post 27. γένοιτο tri. Zwinger, secl. Trendelenburg ‖ 24. νεμητικόν $L^b O^b$ et pr. K^b.

(V)

κόν (καίτοι βούλονταί γε τοῦτο λέγειν καὶ τὸ Ῥαδαμάνθυος 3
δίκαιον·

εἴ κε πάθοι τά τ' ἔρεξε, δίκη κ' ἰθεῖα γένοιτο)·

πολλαχοῦ γὰρ διαφωνεῖ· οἷον εἰ ἀρχὴν ἔχων ἐπάταξεν, 4
οὐ δεῖ ἀντιπληγῆναι, καὶ εἰ ἄρχοντα ἐπάταξεν, οὐ πληγῆναι
μόνον δεῖ ἀλλὰ καὶ κολασθῆναι. ἔτι τὸ ἑκούσιον καὶ τὸ ἀκού- 5
σιον διαφέρει πολύ. ἀλλ' ἐν μὲν ταῖς κοινωνίαις ταῖς ἀλ- 6
λακτικαῖς συνέχει τὸ τοιοῦτον δίκαιον, τὸ ἀντιπεπονθός, κατὰ
ἀναλογίαν καὶ μὴ κατ' ἰσότητα. τῷ ἀντιποιεῖν γὰρ ἀνά-
λογον συμμένει ἡ πόλις. ἢ γὰρ τὸ κακῶς ζητοῦσιν, εἰ δὲ
1133a μή, δουλεία δοκεῖ εἶναι[, εἰ μὴ ἀντιποιήσει]· ἢ τὸ εὖ· εἰ δὲ
μή, μετάδοσις οὐ γίγνεται, τῇ μεταδόσει δὲ συμμένουσιν. διὸ 7
καὶ Χαρίτων ἱερὸν †ἐμποδὼν ποιοῦνται, ἵνα ἀνταπόδοσις ᾖ·
τοῦτο γὰρ ἴδιον χάριτος· ἀνθυπηρετῆσαί τε γὰρ δεῖ τῷ χα-
ρισαμένῳ, καὶ πάλιν αὐτὸν ἄρξαι χαριζόμενον. ποιεῖ δὲ 8
τὴν ἀντίδοσιν τὴν κατ' ἀναλογίαν ἡ κατὰ διάμετρον σύζευ-
ξις. οἷον οἰκοδόμος ἐφ' ᾧ α, σκυτοτόμος ἐφ' ᾧ β, οἰκία
ἐφ' ᾧ γ, ὑπόδημα ἐφ' ᾧ δ. δεῖ οὖν λαμβάνειν τὸν οἰκο-
δόμον παρὰ τοῦ σκυτοτόμου τὸ ἐκείνου ἔργον, καὶ αὐτὸν ἐκείνῳ
μεταδιδόναι τὸ αὐτοῦ. ἐὰν οὖν πρῶτον ᾖ τὸ κατὰ τὴν ἀνα-
λογίαν ἴσον, εἶτα τὸ ἀντιπεπονθὸς γένηται, ἔσται τὸ λεγό-
μενον. εἰ δὲ μή, οὐκ ἴσον, οὐδὲ συμμένει· οὐθὲν γὰρ κωλύει
κρεῖττον εἶναι τὸ θατέρου ἔργον ἢ τὸ θατέρου· δεῖ οὖν ταῦτα
ἰσασθῆναι. ἔστιν δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν· ἀνῃροῦντο 9

25. καίτοι] καὶ Hampke ‖ 27. εἰ καὶ pr. K^b ‖ τ' Coraes: κ' ‖ κ'] δ' M^b ‖ 30. καὶ] καὶ ἄλλως Hampke, om. K^b ‖ 31. συναλλακτικαῖς M^b ‖ 34. ἢ — 1133a, 2. συμμένουσιν secl. Hampke ‖ 1133a, 1. εἰ μὴ ἀντιποιήσει secl. Muretus ‖ 4. τε add. L^b O^b ‖ 7. οἷον om. K^b ‖ 9. τὸ ἐκείνου ἔργον M^b: τοῦ ἐκείνου ἔργου vulg. ‖ 10. τὸ αὐτοῦ K^b et, ut videtur, cett. codd., nisi quod in Par. 1417 τὸ superscriptum habet τοῦ ‖ 14. ἔστιν — 16. τοιοῦτον secl. Ramsauer ‖ ἀνῃροῦντο — 16. τοιοῦτον secl. Muenscher.

(V)
γὰρ ἄν, εἰ μὴ ⟨ὃ⟩ ἐποίει τὸ ποιοῦν καὶ ὅσον καὶ οἷον, καὶ τὸ
πάσχον ἔπασχε τοῦτο καὶ τοσοῦτον καὶ τοιοῦτον. οὐ γὰρ ἐκ
δύο ἰατρῶν γίνεται κοινωνία, ἀλλ' ἐξ ἰατροῦ καὶ γεωργοῦ,
καὶ ὅλως ἑτέρων καὶ οὐκ ἴσων· ἀλλὰ τούτους δεῖ ἰσασθῆναι.
10 διὸ πάντα συμβλητὰ δεῖ πως εἶναι, ὧν ἔστιν ἀλλαγή. ἐφ'
ὃ τὸ νόμισμα ἐλήλυθεν, καὶ γίγνεταί πως μέσον· πάντα γὰρ
μετρεῖ, ὥστε καὶ τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν, πόσα
ἅττα δὴ ὑποδήματα ἴσον οἰκίᾳ ἢ τροφῇ. δεῖ τοίνυν ὅπερ
οἰκοδόμος πρὸς σκυτοτόμον, τοσαδὶ ὑποδήματα πρὸς οἰκίαν
ἢ τροφήν (εἰ γὰρ μὴ τοῦτο, οὐκ ἔσται ἀλλαγὴ οὐδὲ κοινωνία)·
11 τοῦτο δ', εἰ μὴ ἴσα εἴη πως, οὐκ ἔσται. δεῖ ἄρα ἑνί τινι πάντα
μετρεῖσθαι, ὥσπερ ἐλέχθη πρότερον. τοῦτο δέ ἐστι τῇ μὲν
ἀληθείᾳ ἡ χρεία, ἣ πάντα συνέχει (εἰ γὰρ μηθὲν δέοιντο
ἢ μὴ ὁμοίως, ἢ οὐκ ἔσται ἀλλαγὴ ἢ οὐχ ἡ αὐτή)· οἷον δ'
ὑπάλλαγμα τῆς χρείας τὸ νόμισμα γέγονεν κατὰ συνθήκην·
καὶ διὰ τοῦτο τοὔνομα ἔχει νόμισμα, ὅτι οὐ φύσει ἀλλὰ νόμῳ
12 ἐστίν, καὶ ἐφ' ἡμῖν μεταβαλεῖν καὶ ποιῆσαι ἄχρηστον. ἔσται
δὴ ἀντιπεπονθός, ὅταν ἰσασθῇ, ὥστε ὅπερ γεωργὸς πρὸς σκυ-
τοτόμον, τὸ ἔργον τὸ τοῦ σκυτοτόμου πρὸς τὸ τοῦ γεωργοῦ. εἰς

15. *μὴ ὃ* Berg: *μὴ* codd., *ὃ* Imelmann, secl. Hampke || *ἐποίει τὸ πάσχον ὅσον καὶ οἷον ποιεῖ τὸ ποιοῦν* Jackson || *καὶ ὅσον καὶ οἷον*] *τοιοῦτον καὶ τοσοῦτον* M^b || *ὃ πάσχον* Hampke, secl. Imelmann, *τὸ* secl. Trendelenburg || 16. *ἔπασχε*] *ἴσαζε* Ueberweg || *τοῦτο* secl. Muretus || *καὶ τοιοῦτον* om. K^b || 19. *πάντα*] *ταῦτα* pr. K^b || 20. *ᾧ* $L^bM^bO^b$ et corr. rc. K^b || *μέτρον* Muretus || 22. *ἅττα* om. K^b || *ὁ* post *ὅπερ* add. $L^bM^bO^b$ || 23. *τόσαδε* pr. K^b, *τόσα δὴ* L^b || 25. *δεῖ* — b, 14. *μᾶλλον* alteram et b, 14. *διὸ* — 28. *κλῖναι* tertiam recensionem esse antecedentium 19. *διὸ* — 25. *ἔσται* intellexit Rassow, partim praeeunte Imelmanno || 26. *ὥσπερ ἐλέχθη πρότερον* secl. Rassow || *δ' ἐστὶ*] *δὲ ὅτι* K^b || 27. *ἣ* om. pr. K^b || 28. *αὐτὴ*] *ἁπλῆ* Imelmann || 31. *μεταβάλλειν* $K^bM^bO^b$.

(V)

1133b σχῆμα δ' ἀναλογίας οὐ δεῖ ἄγειν, ὅταν ἀλλάξωνται (εἰ δὲ
μή, ἀμφοτέρας ἕξει τὰς ὑπεροχὰς τὸ ἕτερον ἄκρον), ἀλλ'
ὅταν ἔχωσι τὰ αὑτῶν. οὕτως ἴσοι καὶ κοινωνοί, ὅτι αὕτη ἡ
ἰσότης δύναται ἐπ' αὐτῶν γίνεσθαι (γεωργὸς α, τροφὴ γ,
σκυτοτόμος β, τὸ ἔργον αὐτοῦ τὸ ἰσασμένον δ)· εἰ δ' οὕτω
μὴ ἦν ἀντιπεπονθέναι, οὐκ ἂν ἦν κοινωνία. ὅτι δ' ἡ χρεία 13
συνέχει ὥσπερ ἕν τι ὄν, δηλοῖ ὅτι ὅταν μὴ ἐν χρείᾳ ὦσιν
ἀλλήλων, ἢ ἀμφότεροι ἢ ἅτερος, οὐκ ἀλλάττονται, ὥσπερ
ὅταν οὗ ἔχει αὐτὸς δέηταί τις, οἷον οἴνου, διδόντες σίτου ἐξα-
γωγήν. δεῖ ἄρα τοῦτο ἰσασθῆναι. ὑπὲρ δὲ τῆς μελλούσης ἀλ- 14
λαγῆς, εἰ νῦν μηδὲν δεῖται, ὅτι ἔσται ἐὰν δεηθῇ, τὸ νό-
μισμα οἷον ἐγγυητής ἐσθ' ἡμῖν· δεῖ γὰρ τοῦτο φέροντι εἶναι
λαβεῖν. πάσχει μὲν οὖν καὶ τοῦτο τὸ αὐτό (οὐ γὰρ ἀεὶ ἴσον
δύναται)· ὅμως δὲ βούλεται μένειν μᾶλλον. διὸ δεῖ πάντα
τετιμῆσθαι· οὕτω γὰρ ἀεὶ ἔσται ἀλλαγή, εἰ δὲ τοῦτο, κοινω-
νία. τὸ δὴ νόμισμα ὥσπερ μέτρον σύμμετρα ποιῆσαν ἰσά-
ζει· οὔτε γὰρ ἂν μὴ οὔσης ἀλλαγῆς κοινωνία ἦν, οὔτ' ἀλλαγὴ
ἰσότητος μὴ οὔσης, οὔτ' ἰσότης μὴ οὔσης συμμετρίας. τῇ μὲν
οὖν ἀληθείᾳ ἀδύνατον τὰ τοσοῦτον διαφέροντα σύμμετρα γε-
νέσθαι, πρὸς δὲ τὴν χρείαν ἐνδέχεται ἱκανῶς. ἓν δή τι δεῖ 15

1133b, 1. δ' οὐ διάγειν ἀναλογίας K^b ‖ εἰ — 2. ἄκρον post 3. αὐτῶν tri. et 3. οὕτως — 4. γίνεσθαι secl. Imelmann ‖ 2. ὑπερβολὰς K^b ‖ ἑκάτερον Muretus ‖ 3. τὸ αὐτῶν K^b ‖ 4. α] τὸ ᾱ K^b ‖ 8. ὥσπερ — 10. ἰσασθῆναι secl. Ramsauer ‖ 9. οὗ ἔχει] οὐχὶ K^b, οὗ οὐκ ἔχει Muenscher ‖ αὐτὸς] ἄλλος Vermehren ‖ τις om. K^b ‖ οἷον — ἐξαγωγήν secl. Hampke ‖ οἶνον M^b ‖ δόντες K^b, διδόντος Coraes, δοτέον Vermehren, διδούς τις Imelmann ‖ διδόντες — ἐξαγωγήν secl. Gifanius ‖ ἐξαγωγῆς pr. K^b ‖ 10. δεῖ — ἰσασθῆναι secl. Noetel ‖ 12. δεῖ] ἀεὶ Rassow ‖ φανερόντι K^b ‖ εἶναι] ἔσται Rassow ‖ 16. μέτρῳ L^b, μέσον M^b ‖ 20. δέ τι δεῖ L^b, δὲ δεῖ τι M^b, δεῖ δή τι O^b.

(V)
εἶναι, τοῦτο δ' ἐξ ὑποθέσεως· διὸ νόμισμα καλεῖται· τοῦτο
γὰρ πάντα ποιεῖ σύμμετρα· μετρεῖται γὰρ πάντα νομί-
σματι. οἰκία α, μναῖ δέκα β, κλίνη γ. τὸ δὴ α τοῦ β
ἥμισυ, εἰ πέντε μνῶν ἀξία ἡ οἰκία, ἢ ἴσον· ἡ δὲ κλίνη δέ-
κατον μέρος τὸ γ τοῦ β· δῆλον τοίνυν πόσαι κλῖναι ἴσον
16 οἰκίᾳ, ὅτι πέντε. ὅτι δ' οὕτως ἡ ἀλλαγὴ ἦν πρὶν τὸ νόμισμα
εἶναι, δῆλον· διαφέρει γὰρ οὐδὲν ἢ κλῖναι πέντε ἀντὶ οἰκίας,
ἢ ὅσου αἱ πέντε κλῖναι.

17 τί μὲν οὖν τὸ ἄδικον καὶ τί τὸ δίκαιόν ἐστιν, εἴρηται· 9
διωρισμένων δὲ τούτων δῆλον ὅτι ἡ δικαιοπραγία μέσον ἐστὶ
τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι, τὸ μὲν γὰρ πλέον ἔχειν τὸ δ'
ἔλαττον ἐστίν. ἡ δὲ δικαιοσύνη μεσότης τις ἐστίν, οὐ τὸν αὐτὸν
δὲ τρόπον ταῖς ἄλλαις ἀρεταῖς, ἀλλ' ὅτι μέσου ἐστίν· ἡ δ'
ἀδικία τῶν ἄκρων. καὶ ἡ μὲν δικαιοσύνη ἐστὶν καθ' ἣν ὁ
δίκαιος λέγεται πρακτικὸς κατὰ προαίρεσιν τοῦ δικαίου, καὶ
διανεμητικὸς καὶ αὐτῷ πρὸς ἄλλον καὶ ἑτέρῳ πρὸς ἕτερον,
οὐχ οὕτως ὥστε τοῦ μὲν αἱρετοῦ πλέον αὑτῷ ἔλαττον δὲ τῷ
πλησίον, τοῦ βλαβεροῦ δ' ἀνάπαλιν, ἀλλὰ τοῦ ἴσου τοῦ κατ'
18 ἀναλογίαν, ὁμοίως δὲ καὶ ἄλλῳ πρὸς ἄλλον. ἡ δὲ ἀδικία
τοὐναντίον τοῦ ἀδίκου, τοῦτο δ' ἐστὶν ὑπερβολὴ καὶ ἔλλειψις
τοῦ ὠφελίμου ἢ βλαβεροῦ παρὰ τὸ ἀνάλογον. διὸ ὑπερβολὴ καὶ
ἔλλειψις ἡ ἀδικία, ὅτι ὑπερβολῆς καὶ ἐλλείψεως ἐστίν, ἐφ'

23. δὴ] δὲ Mb, om. Ob et pr. Kb ‖ 24. ἢ ἴσον secl. Ramsauer ‖ κλίνη ἡ δέκατον Lb, κλίνη ἢ δέκατον Coraes ‖ 26. ὅτι πέντε om. pr. Kb ‖ δ'] δὴ Kb ‖ 27. εἶναι] ἡ pr. Kb, om. Lb ‖ ἢ] εἰ Cardwell, ἢ εἰ Aldina ‖ κλίνας Rassow ‖ 28. post κλῖναι tri. Hildenbrand quae extant 1134a, 24 — 1135a, 15; at tu cf. Rassow p. 35 ‖ 29. καὶ πῶς ἔχει τὸ ἀντιπεπονθὸς πρὸς τὸ δίκαιον post ἐστιν ex 1134a, 24 tri. Muretus ‖ 32. τίς ἐστιν KbLb: ἐστὶν cett. ‖ 33. δὲ om. Mb ‖ ἄλλαις KbLb: πρότερον Mb ‖ 1134a, 5. τὸ ἴσον τὸ Noetel ‖ 7. τοῦ ἀδίκου] τοῦ ἀνίσου Wilson, secl. Spengel ‖ 8. ἢ] καὶ Spengel.

*αὐτοῦ μὲν ὑπερβολῆς μὲν τοῦ ἁπλῶς ὠφελίμου, ἐλλείψεως
δὲ τοῦ βλαβεροῦ· ἐπὶ δὲ τῶν ἄλλων τὸ μὲν ὅλον ὁμοίως, τὸ
δὲ παρὰ τὸ ἀνάλογον, ὁποτέρως ἔτυχεν. τοῦ δὲ ἀδικήματος
τὸ μὲν ἔλαττον τὸ ἀδικεῖσθαί ἐστιν, τὸ δὲ μεῖζον τὸ ἀδικεῖν.*

10 *περὶ μὲν οὖν δικαιοσύνης καὶ ἀδικίας, τίς ἑκατέρας* 19
*ἐστὶν ἡ φύσις, εἰρήσθω τοῦτον τὸν τρόπον, ὁμοίως δὲ
καὶ περὶ δικαίου καὶ ἀδίκου καθόλου· ἐπεὶ δ' ἔστιν* VI
*ἀδικοῦντα μήπω ἄδικον εἶναι, ὁ ποῖα ἀδικήματα ἀδικῶν
ἤδη ἄδικός ἐστιν ἑκάστην ἀδικίαν, οἷον κλέπτης ἢ μοιχὸς
ἢ λῃστής; ἢ οὕτω μὲν οὐδὲν διοίσει; ** καὶ γὰρ ἂν συγγέ-
νοιτο γυναικὶ εἰδὼς τὸ ᾗ, ἀλλ' οὐ διὰ προαιρέσεως ἀρχὴν
ἀλλὰ διὰ πάθος. ἀδικεῖ μὲν οὖν, ἄδικος δ' οὐκ ἔστιν,* 2
*οἷον οὐδὲ κλέπτης, ἔκλεψεν δέ, οὐδὲ μοιχός, ἐμοίχευσε δέ·
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.*

πῶς μὲν οὖν ἔχει τὸ ἀντιπεπονθὸς πρὸς τὸ δίκαιον, εἴ- 3
ρηται πρότερον· δεῖ δὲ μὴ λανθάνειν ὅτι τὸ ζητούμενόν ἐστιν 4
*καὶ τὸ ἁπλῶς δίκαιον καὶ τὸ πολιτικὸν δίκαιον. τοῦτο δ' ἔστιν
ἐπὶ κοινωνῶν βίου πρὸς τὸ εἶναι αὐτάρκειαν, ἐλευθέρων καὶ
ἴσων, ἢ κατ' ἀναλογίαν ἢ κατ' ἀριθμόν· ὥστε ὅσοις μή ἐστι τοῦτο,*

13. *τοῦ ἀδικεῖσθαι* M^b, *ἀδικεῖσθαι* K^b ‖ 16. *δικαίου* K^b: *τοῦ δικαίου* vulg. ‖ *ἐπεὶ* — 23. *ἄλλων* et 32. *ἐν οἷς δὴ* — 33. *ἀδικία* secludenda esse ci. Susemihl ‖ 17. *ποιὰ* Vermehren ‖ 19. *τῷ δὲ τέλει διοίσει* Coraes add. post *διοίσει*, *ἐπιβλέποντι δὲ εἰς τὸ οὗ ἕνεκα διοίσει* add. Muretus ‖ 20. *διὰ* om. K^b ‖ 22. *οὐ κλέπτης* K^b ‖ *οὐδὲ μοιχός, ἐμοίχευσε δέ* secl. Hampke ‖ 24. *πῶς* — 32. *ἀδίκου* post 33. *ἀδικία* tri. Muenscher ‖ *πῶς* — 25. *πρότερον* alteram recensionem esse praecedentium 1133b, 29. *τί* — 1134a, 16. *καθόλου* censet Rassow ‖ 26. *καὶ* post *δίκαιον* om. K^b ‖ *τὸ* om. L^b (non K^b) ‖ *ἔστιν* om. K^b ‖ 27. *ἐπὶ* secl. Susemihl, om. L^b.

(VI)
οὐκ ἔστι τούτοις πρὸς ἀλλήλους τὸ πολιτικὸν δίκαιον, ἀλλά τι
δίκαιον καὶ καθ' ὁμοιότητα. ἔστι γὰρ δίκαιον, οἷς καὶ νόμος
πρὸς αὑτούς· νόμος δ', ἐν οἷς ἀδικία· ἡ γὰρ δίκη κρίσις τοῦ δι-
καίου καὶ τοῦ ἀδίκου· ἐν οἷς δὴ ἀδικία, καὶ τὸ ἀδικεῖν ἐν τού-
τοις, ἐν οἷς δὲ τὸ ἀδικεῖν, οὐ πᾶσιν ἀδικία. τοῦτο δ' ἐστὶν τὸ
πλέον αὑτῷ νέμειν τῶν ἁπλῶς ἀγαθῶν, ἔλαττον δὲ τῶν ἁπλῶς κα-
5 κῶν. διὸ οὐκ ἐῶμεν ἄρχειν ἄνθρωπον, ἀλλὰ τὸν λόγον, ὅτι ἑαυτῷ
τοῦτο ποιεῖ καὶ γίνεται τύραννος. ἔστι δ' ὁ ἄρχων φύλαξ
6 τοῦ δικαίου, εἰ δὲ τοῦ δικαίου, καὶ τοῦ ἴσου. ἐπεὶ δ' οὐθὲν αὑτῷ
πλέον εἶναι δοκεῖ, εἴπερ δίκαιος (οὐ γὰρ νέμει πλέον τοῦ
ἁπλῶς ἀγαθοῦ αὑτῷ, εἰ μὴ πρὸς αὑτὸν ἀνάλογόν ἐστιν· διὸ
ἑτέρῳ πονεῖ· καὶ διὰ τοῦτο ἀλλότριον εἶναί φασιν ἀγαθὸν
7 τὴν δικαιοσύνην, καθάπερ ἐλέχθη καὶ πρότερον)· μισθὸς ἄρα
τις δοτέος, τοῦτο δὲ τιμὴ καὶ γέρας. ὅτῳ δὲ μὴ ἱκανὰ τὰ
τοιαῦτα, οὗτοι γίγνονται τύραννοι.

8 τὸ δὲ δεσποτικὸν δίκαιον καὶ τὸ πατρικὸν οὐ ταὐτὸν τού-
τοις ἀλλ' ὅμοιον. οὐ γὰρ ἔστιν ἀδικία πρὸς τὰ αὑτοῦ ἁπλῶς, τὸ
δὲ κτῆμα καὶ τὸ τέκνον, ἕως ἂν ᾖ πηλίκον καὶ χωρισθῇ, ὥσπερ
9 μέρος αὑτοῦ, αὑτὸν δ' οὐδεὶς προαιρεῖται βλάπτειν· διὸ οὐκ ἔστιν
ἀδικία πρὸς αὑτόν· οὐδ' ἄρα ἄδικον οὐδὲ δίκαιον τὸ πολιτικόν.
κατὰ νόμον γὰρ ἦν, καὶ ἐν οἷς ἐπεφύκει εἶναι νόμος· οὗτοι δ'
ἦσαν οἷς ὑπάρχει ἰσότης τοῦ ἄρχειν καὶ ἄρχεσθαι. διὸ μᾶλλον

30. καὶ ante καθ' secl. Coraes ‖ 31. αὑτούς M^b: αὐτούς ‖ 32. ἐν οἷς — 33. ἀδικία secl. Zell ‖ δὴ Muenscher: δ' vulg. ‖ καὶ τὸ ἀδικεῖν post ἐν τούτοις tri. Spengel ‖ 33. ἐν οἷς — ἀδικία secl. Muretus ‖ 35. λόγον] νόμον M^b ‖ 1134b, 5. πονεῖ: ποιεῖ Sylburg. ‖ 6. τις ἄρα M^bO^b ‖ 7. τὰ τοιαῦτα] ταῦτα M^bO^b ‖ 9. τούτῳ Ramsauer ‖ 11. τὸ τέκνον] τέκνον K^bL^b ‖ μὴ post καὶ add. L^bM^b ‖ 13. αὐτά Ramsauer ‖ ἄδικον] ἀδικία ὂν K^b.

πρὸς γυναῖκά ἐστι δίκαιον ἢ πρὸς τέκνα καὶ κτήματα· τοῦτο γάρ (VI)
ἐστι τὸ οἰκονομικὸν δίκαιον· ἕτερον δὲ καὶ τοῦτο τοῦ πολιτικοῦ.
τοῦ δὲ πολιτικοῦ δικαίου τὸ μὲν φυσικόν ἐστι τὸ δὲ VII
νομικόν, φυσικὸν μὲν τὸ πανταχοῦ τὴν αὐτὴν ἔχον δύναμιν,
καὶ οὐ τῷ δοκεῖν ἢ μή, νομικὸν δὲ ὃ ἐξ ἀρχῆς μὲν οὐδὲν
διαφέρει οὕτως ἢ ἄλλως, ὅταν δὲ θῶνται, διαφέρει, οἷον τὸ
μνᾶς λυτροῦσθαι, ἢ τὸ αἶγα θύειν ἀλλὰ μὴ δύο πρόβατα,
ἔτι ὅσα ἐπὶ τῶν καθ' ἕκαστα νομοθετοῦσιν, οἷον τὸ θύειν Βρα-
σίδᾳ, καὶ τὰ ψηφισματώδη. δοκεῖ δ' ἐνίοις εἶναι πάντα 2
τοιαῦτα, ὅτι τὸ μὲν φύσει ἀκίνητον καὶ πανταχοῦ τὴν αὐτὴν
ἔχει δύναμιν, ὥσπερ τὸ πῦρ καὶ ἐνθάδε καὶ ἐν Πέρσαις
καίει, τὰ δὲ δίκαια κινούμενα ὁρῶσιν. τοῦτο δ' οὐκ ἔστιν οὕτως 3
ἔχον, ἀλλ' ἔστιν ὥς· καίτοι παρά γε τοῖς θεοῖς ἴσως οὐδα-
μῶς, παρ' ἡμῖν δ' ἔστι μέν τι καὶ φύσει, κινητὸν μέντοι
πᾶν, ἀλλ' ὅμως ἐστὶ τὸ μὲν φύσει τὸ δ' οὐ φύσει. ποῖον 4
δὲ φύσει τῶν ἐνδεχομένων καὶ ἄλλως ἔχειν, καὶ ποῖον οὔ
ἀλλὰ νομικὸν καὶ συνθήκῃ, εἴπερ ἄμφω κινητά, ὁμοίως
δῆλον. καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς ἁρμόσει διορισμός.
φύσει γὰρ ἡ δεξιὰ κρείττων, καίτοι ἐνδέχεται πάντας ἀμφιδε-
ξίους γενέσθαι· τὰ δὲ κατὰ συνθήκην καὶ τὸ συμφέρον τῶν 5
1135a δικαίων ὅμοιά ἐστιν τοῖς μέτροις· οὐ γὰρ πανταχοῦ ἴσα τὰ
οἰνηρὰ καὶ σιτηρὰ μέτρα, ἀλλ' οὗ μὲν ὠνοῦνται, μείζω, οὗ

18. *τοῦ δὲ πολιτικοῦ* om. K^b ‖ *μὲν*] *μὲν γὰρ* K^b ‖ 19. et 20. *νόμιμον* K^b ‖ 21. *οἷον*] *οὕτως ἢ ἄλλως οἷον* K^b ‖ 22. *αἶγας* Lambinus ‖ *Διὶ θύειν ἀλλὰ μὴ πρόβατα* Muretus, *θύειν μίαν ἢ δύο πρόβατα* Jackson, *δύο* secl. Camerarius, *πρόβατα* secl. Scaliger ‖ 29. *ἔχον* (*ἔχον ἐστι* L^b) post *οὐδαμῶς* add. $L^bM^bO^b$ ‖ *φυσικὸν κινητὸν οὐ μέντοι* M^b ‖ 31. *τῶν — ἔχειν* post 33. *ἄλλων* tri. Muenscher ‖ 33. lacunam ante *καὶ* statuit Ramsauer ‖ *καὶ — διορισμός* post 35. *γενέσθαι* tri. Anton ‖ *ἄλλων καὶ ὁ* K^b ‖ 34. *πάντας*: *τινας* Wilkinson.

(VII)
δὲ πωλοῦσιν, ἐλάττω. ὁμοίως δὲ καὶ τὰ μὴ φυσικὰ ἀλλ' ἀνθρώπινα δίκαια οὐ ταὐτὰ πανταχοῦ, ἐπεὶ οὐδ' αἱ πολιτεῖαι, ἀλλὰ μία μόνον πανταχοῦ κατὰ φύσιν ἡ ἀρίστη.

6 *τῶν δὲ δικαίων καὶ νομίμων ἕκαστον ὡς τὸ καθόλου πρὸς τὰ καθ' ἕκαστα ἔχει· τὰ μὲν γὰρ πραττόμενα πολλά, ἐκείνων δ' ἕκαστον ἕν· καθόλου γάρ.*

7 *διαφέρει δὲ τὸ ἀδίκημα καὶ τὸ ἄδικον, καὶ τὸ δικαίωμα καὶ τὸ δίκαιον· ἄδικον μὲν γάρ ἐστιν τῇ φύσει ἢ τάξει, αὐτὸ δὲ τοῦτο, ὅταν πραχθῇ, ἀδίκημά ἐστι, πρὶν δὲ πραχθῆναι, οὔπω ἀλλ' ἄδικον· ὁμοίως δὲ καὶ δικαίωμα (καλεῖται δὲ μᾶλλον δικαιοπράγημα τὸ κοινόν, δικαίωμα δὲ τὸ ἐπανόρθωμα τοῦ ἀδικήματος)· καθ' ἕκαστον δὲ αὐτῶν, ποῖά τε εἴδη καὶ πόσα καὶ περὶ ποῖα τυγχάνει ὄντα, ὕστερον ἐπισκεπτέον.*

VIII *ὄντων δὲ τῶν δικαίων καὶ ἀδίκων τῶν εἰρημένων, ἀδικεῖ μὲν καὶ δικαιοπραγεῖ ὅταν ἑκών τις αὐτὰ πράττῃ· ὅταν δ' ἄκων, οὔτ' ἀδικεῖ οὔτε δικαιοπραγεῖ ἀλλ' ἢ κατὰ συμβεβηκός·*
2 *οἷς γὰρ συμβέβηκεν δικαίοις εἶναι ἢ ἀδίκοις, πράττουσιν. ἀδίκημα δὴ καὶ δικαιοπράγημα ὥρισται τῷ ἑκουσίῳ καὶ ἀκουσίῳ· ὅταν γὰρ ἑκούσιον ᾖ, ψέγεται, ἅμα δὲ καὶ ἀδίκημα τότε ἐστίν· ὥστ' ἔσται τι ἄδικον μὲν ἀδίκημα δ' οὔπω, ἐὰν μὴ τὸ ἑκού-*
3 *σιον προσῇ. λέγω δ' ἑκούσιον μέν, ὥσπερ καὶ πρότερον εἴρηται, ὃ ἄν τις τῶν ἐφ' αὐτῷ ὄντων εἰδὼς καὶ μὴ ἀγνοῶν πράττῃ*

1135a, 4. *οὐδ' αἱ*] *οὐδὲ* $K^b L^b$ || *πολιτεία Γ* || 6 *τῶν* — 8. *γὰρ* secl. Ramsauer || *νομικῶν* Zwinger || *τὸ* Heliodorus: *τὰ* || 9. *καὶ τὸ δικαίωμα καὶ τὸ δίκαιον* om. K^b || 10. *τῇ*] *ἢ* Rassow || *τὸ* ante *αὐτὸ* add. M^b || 11. *ἐστι* om. $K^b L^b M^b$ || 12. post *ἄδικον* $K^b L^b O^b$ add. *ὅτι* (*τι* K^b) *ὅταν πραχθῇ ἀδίκημα ἐστίν* || *τὸ κοινὸν μᾶλλον δικαιοπράγημα* M^b || 16. *ὄντων* — 1136a, 9. *συγγνωμονικά* alteram recensionem esse praecedentium 1134a, 16. *ἐπεὶ* — 23. *ἄλλων* uberiorem suspicatur Rieckher || 20. *δὴ* Muenscher: *δὲ* || *ὡρίσθω* Spengel.

μήτε ὃν μήτε ᾧ μήτε οὗ ⟨ἕνεκεν⟩, οἷον τίνα τύπτει καὶ τίνι καὶ (VIII)
τίνος ἕνεκα, κἀκείνων ἕκαστον μὴ κατὰ συμβεβηκὸς μηδὲ
βίᾳ (ὥσπερ εἴ τις λαβὼν τὴν χεῖρα αὐτοῦ τύπτοι ἕτερον,
οὐχ ἑκών· οὐ γὰρ ἐπ' αὐτῷ)· ἐνδέχεται δὲ τὸν τυπτόμενον
πατέρα εἶναι, τὸν δ' ὅτι μὲν ἄνθρωπος ἢ τῶν παρόντων τις
γιγνώσκειν, ὅτι δὲ πατὴρ ἀγνοεῖν, ὁμοίως δὲ τὸ τοιοῦτον διω-
ρίσθω καὶ ἐπὶ τοῦ οὗ ἕνεκα, καὶ περὶ τὴν πρᾶξιν ὅλην. τὸ δὴ
ἀγνοούμενον, ἢ μὴ ἀγνοούμενον μὲν μὴ ἐπ' αὐτῷ δ' ὄν, ἢ
βίᾳ, ἀκούσιον. πολλὰ γὰρ καὶ τῶν φύσει ὑπαρχόντων εἰδό-
τες καὶ πράττομεν καὶ πάσχομεν, ὧν οὐθὲν οὔτε ἑκούσιον οὔτε
ἀκούσιόν ἐστιν, οἷον τὸ γηρᾶν ἢ ἀποθνήσκειν. ἔστι δ' ὁμοίως 4
ἐπὶ τῶν ἀδίκων καὶ τῶν δικαίων καὶ τὸ κατὰ συμβεβηκός·
καὶ γὰρ ἂν τὴν παρακαταθήκην ἀποδοίη τις ἄκων καὶ διὰ
φόβον, ὃν οὔτε δίκαια πράττειν οὔτε δικαιοπραγεῖν φατέον,
ἀλλ' ἢ κατὰ συμβεβηκός. ὁμοίως δὲ καὶ τὸν ἀναγκαζόμενον
καὶ ἄκοντα τὴν παρακαταθήκην μὴ ἀποδιδόντα κατὰ συμ-
βεβηκὸς φατέον ἀδικεῖν καὶ τὰ ἄδικα πράττειν. τῶν δὲ 5
ἑκουσίων τὰ μὲν προελόμενοι πράττομεν τὰ δ' οὐ προελό-
μενοι, προελόμενοι μὲν ὅσα προβουλευσάμενοι, ἀπροαίρετα
δὲ ὅσα ἀπροβούλευτα. τριῶν δὴ οὐσῶν βλαβῶν τῶν ἐν ταῖς 6
κοινωνίαις, τὰ μὲν μετ' ἀγνοίας ἁμαρτήματά ἐστιν, ὅταν
μήτε ὃν μήτε ὃ μήτε ᾧ μήτε οὗ ἕνεκα ὑπέλαβε πράξῃ (ἢ

25. *μήτε ὃ μήτε ὃν* Bernays ‖ ὃν] ὃ K^b ‖ οὗ] ὧν (ut videtur) pr. K^b, ὃν rc. K^b ‖ *ἕνεκεν* add. Γ ‖ *τύπτειν* K^b ‖ *καὶ τίνι* om. K^b ‖ 26. *ἑκάτερον* K^b ‖ 28. *ἑκὼν δέ. οὐ* $M^b O^b$ ‖ 31. *τοῦ*] *τῶν* $L^b M^b$ ‖ 33. *γὰρ*] *δὲ* Susemihl ‖ 1135b, 1. *οὐθὲν οὔτ' ἐφ' ἡμῖν οὔτε* Rassow ‖ *οὔτε ἀκούσιον* secl. Spengel ‖ 2. *ἐγγηρᾶν* M^b ‖ ἢ] *καὶ* M^b, *καὶ τὸ* L^b ‖ 3. *καὶ* ante *τὸ* om. M^b ‖ 4. *καὶ διὰ*] *ἢ διὰ* M^b ‖ 5. *ὃν* add. K^b ‖ 11. *προβουλευτά* K^b ‖ *δὴ*] *οὖν* M^b, *δ'* L^b ‖ 13. *πράξῃ*] *ταῦτα πράξῃ* $L^b M^b O^b$.

(VIII)
γὰρ οὐ βαλεῖν ἢ οὐ τούτῳ ἢ οὐ τοῦτον ἢ οὐ τούτου ἕνεκα ᾠήθη,
ἀλλὰ συνέβη οὐχ οὗ ἕνεκα ᾠήθη, οἷον οὐχ ἵνα τρώσῃ ἀλλ'
7 ἵνα κεντήσῃ, ἢ οὐχ ὅν, ἢ οὐχ ᾧ), ὅταν μὲν οὖν παραλόγως
ἡ βλάβη γένηται, ἀτύχημα, ὅταν δὲ μὴ παραλόγως, ἄνευ
δὲ κακίας, ἁμάρτημα (ἁμαρτάνει μὲν γὰρ ὅταν ἡ ἀρχὴ
8 ἐν αὐτῷ ᾖ τῆς ἀγνοίας, ἀτυχεῖ δ' ὅταν ἔξωθεν)· ὅταν δὲ
εἰδὼς μὲν μὴ προβουλεύσας δέ, ἀδίκημα, οἷον ὅσα τε διὰ
θυμὸν καὶ ἄλλα πάθη, ὅσα ἀναγκαῖα ἢ φυσικὰ συμβαί-
νει τοῖς ἀνθρώποις (ταῦτα γὰρ βλάπτοντες καὶ ἁμαρτάνον-
τες ἀδικοῦσι μέν, καὶ ἀδικήματα ἔστιν, οὐ μέντοι πω ἄδικοι
διὰ ταῦτα οὐδὲ πονηροί· οὐ γὰρ διὰ μοχθηρίαν ἡ βλάβη)·
9 ὅταν δ' ἐκ προαιρέσεως, ἄδικος καὶ μοχθηρός. διὸ καλῶς
τὰ ἐκ θυμοῦ οὐκ ἐκ προνοίας κρίνεται· οὐ γὰρ ἄρχει ὁ θυμῷ
10 ποιῶν, ἀλλ' ὁ ὀργίσας. ἔτι δὲ οὐδὲ περὶ τοῦ γενέσθαι ἢ μὴ
ἀμφισβητεῖται, ἀλλὰ περὶ τοῦ δικαίου, ἐπὶ φαινομένῃ γὰρ
ἀδικίᾳ ἡ ὀργή ἐστιν. οὐ γὰρ ὥσπερ ἐν τοῖς συναλλάγμασιν
περὶ τοῦ γενέσθαι ἀμφισβητοῦσιν, ὧν ἀνάγκη τὸν ἕτερον εἶναι
μοχθηρόν, ἂν μὴ διὰ λήθην αὐτὸ δρῶσιν· ἀλλ' ὁμολογοῦν-
τες περὶ τοῦ πράγματος, περὶ τοῦ ποτέρως δίκαιον ἀμφισβη-
τοῦσιν (ὁ δ' ἐπιβουλεύσας οὐκ ἀγνοεῖ), ὥστε ὃ μὲν οἴεται ἀδι-
11 κεῖσθαι, ὃ δ' οὔ. ἂν δ' ἐκ προαιρέσεως βλάψῃ, ἀδικεῖ, καὶ 1136 a
κατὰ ταῦτ' ἤδη τὰ ἀδικήματα ὁ ἀδικῶν ἄδικος, ὅταν παρὰ
τὸ ἀνάλογον ᾖ ἢ παρὰ τὸ ἴσον. ὁμοίως δὲ καὶ δίκαιος, ὅταν
προελόμενος δικαιοπραγῇ, δικαιοπραγεῖ δέ, ἂν μόνον ἑκὼν
12 πράττῃ. τῶν δ' ἀκουσίων τὰ μέν ἐστι συγγνωμονικὰ τὰ δ'
οὐ συγγνωμονικά. ὅσα μὲν γὰρ μὴ μόνον ἀγνοοῦντες ἀλλὰ

14. *βάλ-λειν* (- finis versus) K[b] ‖ 16. *ᾧι* K[b]: *ὡς* ‖ 19. *ἀγνοίας* Jackson: *αἰτίας* K[b]L[b]O[b], *κακίας* M[b] ‖ 26. *θυμοποιῶν* K[b] ‖ 27. *ἔτι* — 28. *δικαίου* secl. Noetel ‖ 28. *ἐπὶ* — 29. *ἐστιν* post 27. *ὀργίσας* tri. Busse ‖ 29. *ἐν*] *οἱ ἐν* Jackson, om. K[b] ‖ 32. *περὶ δὲ τοῦ* pr. K[b] ‖ 33. *ὁ* — *ἀγνοεῖ* secl. Noetel.

(VIII)

καὶ δι' ἄγνοιαν ἁμαρτάνουσιν, συγγνωμονικά· ὅσα δὲ μὴ δι' ἄγνοιαν, ἀλλ' ἀγνοοῦντες μὲν διὰ πάθος δὲ μήτε φυσικὸν μήτε ἀνθρώπινον, οὐ συγγνωμονικά.

11 *ἀπορήσειε δ' ἄν τις, εἰ ἱκανῶς διώρισται περὶ τοῦ ἀδικεῖσθαι καὶ ἀδικεῖν, πρῶτον μὲν εἰ ἔστιν ὥσπερ Εὐριπίδης εἴρηκε, λέγων ἀτόπως* IX

μητέρα κατέκταν τὴν ἐμήν, βραχὺς λόγος.
ἑκὼν ἑκοῦσαν, ἢ οὐχ ἑκοῦσαν οὐχ ἑκών;

πότερον γὰρ ὡς ἀληθῶς ἔστιν ἑκόντα ἀδικεῖσθαι, ἢ οὒ ἀλλ' ἀκούσιον ἅπαν, ὥσπερ καὶ τὸ ἀδικεῖν πᾶν ἑκούσιον; καὶ ἆρα πᾶν οὕτως ἢ ἐκείνως, ὥσπερ καὶ τὸ ἀδικεῖν πᾶν ἑκούσιον, ἢ τὸ μὲν ἑκούσιον τὸ δ' ἀκούσιον; ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοῦσθαι· τὸ γὰρ δικαιοπραγεῖν πᾶν ἑκούσιον, ὥστε εὔλογον ἀντικεῖσθαι ὁμοίως καθ' ἑκάτερον τό τ' ἀδικεῖσθαι καὶ τὸ δικαιοῦσθαι ἢ ἑκούσιον ἢ ἀκούσιον εἶναι. ἄτοπον δ' ἂν δόξειεν καὶ ἐπὶ τοῦ δικαιοῦσθαι, εἰ πᾶν ἑκούσιον· ἔνιοι γὰρ δικαιοῦνται οὐχ ἑκόντες. ἐπεὶ καὶ τόδε διαπορήσειεν ἄν τις, πότερον ὁ τὸ ἄδικον πεπονθὼς ἀδικεῖται πᾶς, ἢ ὥσπερ καὶ ἐπὶ τοῦ πράτ- 2 3

1136a, 8. *δὲ* om. Kᵇ ‖ 9. *ἀνθρώπινον* pr. Kᵇ: *ἀνθρωπικόν* LᵇMᵇOᵇ ‖ 10. *ἀπορήσειε* — 1137a, 30. *ἐστίν* secl. Rassow, Eudemi esse credit Susemihl ‖ 11. *καὶ τοῦ ἀδικεῖν* MᵇOᵇ ‖ 12. *τὸ πῶς* pr. Kᵇ, *ἀτόπως πῶς* Lᵇ, *οὕτω πως* Casaubonus, *οὐκ ἀτόπως* Coraes ‖ 13. *κατέκταν* Γ: *κατέκτα* ‖ 14. *ἢ*] *καὶ* Heliodorus ‖ *οὐχ ἑκοῦσαν* Jackson: *θέλουσαν* codd., *οὐ θέλουσαν* Berg ‖ 16. *ὥσπερ* — *ἑκούσιον* secl. Noetel ‖ 17. *ὥσπερ* — *ἑκούσιον* fort. secludenda esse censet Rassow ‖ *πᾶν*] *ἢ πᾶν* Kᵇ, *πᾶν ἦν* Mᵇ ‖ *ἢ τὸ* — 18. *ἀκούσιον* om. Kᵇ ‖ 20. *καθ'*] *καὶ* Rassow ‖ *καὶ τὸ*] *καὶ* Kᵇ ‖ *πᾶν* post *δικαιοῦσθαι* addi vult Noetel ‖ 21. *ἄτοπον* — 29. *δικαιοῦσθαι* post 30. *δικαιοπραγοῦντος* transponenda esse ci. Spengel ‖ 23. *ἔπειτα* Bywater, *ἔτι* Susemihl.

(IX)
τειν, καὶ ἐπὶ τοῦ πάσχειν ἐστίν· κατὰ συμβεβηκὸς γὰρ ἐν-
δέχεται ἐπ' ἀμφοτέρων μεταλαμβάνειν τῶν δικαίων, ὁμοίως
δὲ δῆλον ὅτι καὶ ἐπὶ τῶν ἀδίκων· οὐ γὰρ ταὐτὸν τὸ τἄδικα
πράττειν τῷ ἀδικεῖν οὐδὲ τὸ ἄδικα πάσχειν τῷ ἀδικεῖσθαι,
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ δικαιοπραγεῖν καὶ δικαιοῦσθαι· ἀδύνα-
τον γὰρ ἀδικεῖσθαι μὴ ἀδικοῦντος ἢ δικαιοῦσθαι μὴ δικαιο-
4 πραγοῦντος. εἰ δ' ἐστὶν ἁπλῶς τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα
τινά, τὸ δ' ἑκόντα εἰδότα καὶ ὃν καὶ ᾧ καὶ ὥς, ὁ δὲ ἀκρα-
τὴς ἑκὼν βλάπτει αὐτὸς αὑτόν, ἑκών τε ἂν ἀδικοῖτο καὶ ἐν-
δέχοιτο αὐτὸν αὑτὸν ἀδικεῖν (ἔστιν δὲ καὶ τοῦτο ἓν τῶν ἀπο-
5 ρουμένων, εἰ ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν). ἔτι ἑκὼν ἄν τις 1136b
δι' ἀκρασίαν ὑπ' ἄλλου βλάπτοιτο ἑκόντος, ὥστ' εἴη ἂν ἑκόντα
ἀδικεῖσθαι. ἢ οὐκ ὀρθὸς ὁ διορισμός, ἀλλὰ προσθετέον τῷ ⸢βλά-
πτειν εἰδότα καὶ ὃν καὶ ᾧ καὶ ὥς⸣ τὸ ⸢παρὰ τὴν ἐκείνου βούλησιν⸣;
6 βλάπτεται μὲν οὖν τις ἑκὼν καὶ τὰ ἄδικα πάσχει, ἀδικεῖται δ'
οὐδεὶς ἑκών· οὐδεὶς γὰρ βούλεται, οὐδ' ὁ ἀκρατής, ἀλλὰ παρὰ τὴν
βούλησιν πράττει· οὔτε γὰρ βούλεται οὐδεὶς ὃ μὴ οἴεται εἶναι σπου-
7 δαῖον, ὅ τε ἀκρατὴς οὐχ ἃ οἴεται δεῖν πράττειν πράττει. ὁ δὲ τὰ αὑ-
τοῦ διδούς, ὥσπερ Ὅμηρός φησιν δοῦναι τὸν Γλαῦκον τῷ Διομήδει

χρύσεα χαλκείων, ἑκατόμβοι' ἐννεαβοίων,

οὐκ ἀδικεῖται· ἐπ' αὐτῷ γάρ ἐστιν τὸ διδόναι, τὸ δ' ἀδι-
κεῖσθαι οὐκ ἐπ' αὐτῷ, ἀλλὰ τὸν ἀδικοῦντα δεῖ ὑπάρχειν.
8 περὶ μὲν οὖν τοῦ ἀδικεῖσθαι, ὅτι οὐχ ἑκούσιον, δῆ-
λον· ἔτι δ' ὧν προειλόμεθα δύ' ἔστιν εἰπεῖν, πότερόν

25. κατὰ — 29. δικαιοῦσθαι post 30. δικαιοπραγοῦντος tr. Muenscher ‖ γ' ἄρ' Muenscher ‖ 27. ἐπὶ secl. Zwinger ‖ οὐκ ἄρα Muenscher ‖ 29. ὁμοίως — δικαιοῦσθαι secl. Rassow ‖ 30. ἀδικοῦντος τινος ἢ $M^b O^b$ ‖ 32. ᾧ] ὃ $K^b M^b O^b$ ‖ 33. καὶ] κἂν K^b ‖ 34. αὐτὸς αὐτὸν K^b ‖ ἓν K^b: om. L^b, ἕν τι O^b ‖ 1136b, 3. τὸ $K^b O^b$ ‖ 4. καὶ ὃν om. $K^b L^b$ ‖ τὸ om. $K^b M^b O^b$ ‖ 8. τε] δὲ $L^b M^b O^b$ ‖ οὐχ ἃ K^b: ὃ οὐκ.

(IX)

ποτ' ἀδικεῖ ὁ νείμας παρὰ τὴν ἀξίαν τὸ πλεῖον ἢ ὁ ἔχων,
καὶ εἰ ἔστιν αὐτὸν αὐτὸν ἀδικεῖν. εἰ γὰρ ἐνδέχεται τὸ 9
πρότερον λεχθὲν καὶ ὁ διανέμων ἀδικεῖ ἀλλ' οὐχ ὁ ἔχων
τὸ πλέον, εἴ τις πλέον ἑτέρῳ ἢ αὑτῷ νέμει εἰδὼς καὶ
ἑκών, οὗτος αὐτὸς αὑτὸν ἀδικεῖ. ὅπερ δοκοῦσιν οἱ μέ-
τριοι ποιεῖν· ὁ γὰρ ἐπιεικὴς ἐλαττωτικός ἐστιν. ἢ οὐδὲ
τοῦτο ἁπλοῦν; ἑτέρου γὰρ ἀγαθοῦ, εἰ ἔτυχεν, ἐπλεονέκτει,
οἷον δόξης, ἢ τοῦ ἁπλῶς καλοῦ. ἔτι λύεται καὶ κατὰ τὸν
διορισμὸν τοῦ ἀδικεῖν· οὐδὲν γὰρ παρὰ τὴν αὑτοῦ πάσχει
βούλησιν, ὥστε οὐκ ἀδικεῖται διά γε τοῦτο, ἀλλ' εἴπερ,
βλάπτεται μόνον.

φανερὸν δὲ καὶ ὅτι ὁ διανέμων ἀδικεῖ, ἀλλ' οὐχ ὁ τὸ 10
πλέον ἔχων ἀδικεῖ· οὐ γὰρ ᾧ τὸ ἄδικον ὑπάρχει ἀδικεῖ, ἀλλ' ᾧ
τὸ ἑκόντα τοῦτο ποιεῖν· τοῦτο δ' ὅθεν ἡ ἀρχὴ τῆς πράξεως, ἥ ἐστιν
ἐν τῷ διανέμοντι ἀλλ' οὐκ ἐν τῷ λαμβάνοντι. ἔτι ἐπεὶ πολλα- 11
χῶς τὸ ποιεῖν λέγεται, καὶ ἔστιν ὡς τὰ ἄψυχα κτείνει καὶ ἡ χεὶρ
καὶ ὁ οἰκέτης ἐπιτάξαντος, οὐκ ἀδικεῖ μέν, ποιεῖ δὲ τὰ ἄδικα.
ἔτι εἰ μὲν ἀγνοῶν ἔκρινεν, οὐκ ἀδικεῖ κατὰ τὸ νομικὸν δί- 12
καιον οὐδ' ἄδικος ἡ κρίσις ἐστίν, ἔστιν δ' ὡς ἄδικος (ἕτερον
γὰρ τὸ νομικὸν δίκαιον καὶ τὸ πρῶτον)· εἰ δὲ γιγνώσκων ἔκρι-
1137a νεν ἀδίκως, πλεονεκτεῖ καὶ αὐτὸς ἢ χάριτος ἢ τιμωρίας.
ὥσπερ οὖν κἂν εἴ τις μερίσαιτο τοῦ ἀδικήματος, καὶ ὁ διὰ 13

15. πότε δοκεῖ pr. K^b ‖ ἀξίαν πλέον ἔχων K^b ‖ 17. ἑκὼν K^b ‖ 18. τις] τις δὲ $L^b M^b$ et rc. K^b, τις τὸ O^b ‖ πλέον αὑτοῦ ἑτέρῳ νέμει K^b ‖ 19. οὗτος om. K^b ‖ 21. πλεονεκτεῖ $K^b L^b$ ‖ 22. ἢ] οὐ Zwinger ‖ καὶ non deest in K^b ‖ 26. δὲ καὶ ὅτι] δὲ ὅτι καὶ L^b, διότι καὶ K^b ‖ 27. ἔχων ἀδικεῖ K^b: ἔχων ἀεί vulgo, ἔχων Rassow ‖ ἄδικον ἔχω ὑπάρχει pr. K^b ‖ 29. ἔτι ἐπεὶ] ἐπεὶ δὲ? Susemihl ‖ 31. μὲν οὐκ ἀδικεῖ K^b ‖ 32. et 34. νόμιμον M^b ‖ 1137a, 2. κἂν] καὶ K^b.

(IX)

ταῦτα κρίνας ἀδίκως πλέον ἔχει· καὶ γὰρ ἐπ' ἐκείνῳ τὸν ἀγρὸν κρίνας οὐκ ἀγρὸν ἀλλ' ἀργύριον ἔλαβεν.

14 οἱ δὲ ἄνθρωποι ἐφ' ἑαυτοῖς οἴονται εἶναι τὸ ἀδικεῖν, διὸ 13
καὶ τὸ δίκαιον εἶναι ῥᾴδιον. τὸ δ' οὐκ ἔστιν· συγγενέσθαι μὲν γὰρ τῇ τοῦ γείτονος καὶ πατάξαι τὸν πλησίον καὶ δοῦναι τῇ χειρὶ τὸ ἀργύριον ῥᾴδιον καὶ ἐπ' αὐτοῖς, ἀλλὰ τὸ ὡδὶ ἔχοντας
15 ταῦτα ποιεῖν οὔτε ῥᾴδιον οὔτ' ἐπ' αὐτοῖς. ὁμοίως δὲ καὶ τὸ γνῶναι τὰ δίκαια καὶ τὰ ἄδικα οὐδὲν οἴονται σοφὸν εἶναι, ὅτι περὶ ὧν οἱ νόμοι λέγουσιν οὐ χαλεπὸν συνιέναι. ἀλλ' οὐ ταῦτ' ἐστὶν τὰ δίκαια ἀλλ' ἢ κατὰ συμβεβηκός, ἀλλὰ πῶς πραττόμενα καὶ πῶς νεμόμενα δίκαια· τοῦτο δὲ πλέον ἔργον ἢ τὰ ὑγιεινὰ εἰδέναι, ἐπεὶ κἀκεῖ μέλι καὶ οἶνον καὶ ἐλλέβορον καὶ καῦσιν καὶ τομὴν εἰδέναι ῥᾴδιον, ἀλλὰ πῶς δεῖ νεῖμαι πρὸς ὑγίειαν καὶ τίνι καὶ πότε, τοσοῦτον ἔργον
16 ὅσον ἰατρὸν εἶναι. δι' αὐτὸ δὲ τοῦτο καὶ τοῦ δικαίου οἴονται εἶναι οὐδὲν ἧττον τὸ ἀδικεῖν, ὅτι οὐδὲν ἧττον ὁ δίκαιος ἀλλὰ καὶ μᾶλλον δύναιτ' ἂν ἕκαστον πρᾶξαι τούτων· καὶ γὰρ συγγενέσθαι γυναικὶ καὶ πατάξαι, καὶ ὁ ἀνδρεῖος τὴν ἀσπίδα ἀφεῖναι καὶ στραφεὶς ἐφ' ὁποτεραοῦν τρέχειν. ἀλλὰ τὸ δειλαίνειν καὶ τὸ ἀδικεῖν οὐ τὸ ταῦτα ποιεῖν ἐστίν, πλὴν κατὰ συμβεβηκός, ἀλλὰ τὸ ὡδὶ ἔχοντα ταῦτα ποιεῖν, ὥσπερ καὶ τὸ ἰατρεύειν καὶ τὸ ὑγιάζειν οὐ τὸ τέμνειν ἢ μὴ τέμνειν, ἢ φαρμακεύειν ἢ μὴ φαρμακεύειν ἐστίν, ἀλλὰ τὸ ὡδί.

17 ἔστιν δὲ τὰ δίκαια ἐν τούτοις οἷς μέτεστι τῶν ἁπλῶς ἀγαθῶν, ἔχουσι δ' ὑπερβολὴν ἐν τούτοις καὶ ἔλλειψιν· τοῖς μὲν

3. ἐκείνωι τὸν K^b (cf. Rassow): ἐκείνων ὁ τὸν cett. ‖ 5. οἱ — 30. ἐστίν secl. Ramsauer ‖ καὶ δικαιοπραγεῖν post ἀδικεῖν add. Haecker ‖ 6. τὸ δίκαιον om. M^b ‖ 9. ταὐτὸ K^b ‖ 13. γενόμενα K^bM^b, διανεμόμενα O^b ‖ δίκαια, τοῦτό γε πλέον Thurot ‖ 14. μέλι] μὲν K^b ‖ 16. δεῖ εἶναι K^b ‖ 17. ἰατροῦ K^b ‖ διὰ ταυτὸ K^b ‖ 18. οὐχ ἧττον K^b ‖ 22. καὶ τὸ] καὶ K^bL^b ‖ 27. ἐν τούτοις om. K^bL^b.

(IX)

γὰρ οὐκ ἔστιν ὑπερβολὴ αὐτῶν, οἷον ἴσως τοῖς θεοῖς, τοῖς δ' οὐδὲν μόριον ὠφέλιμον, τοῖς ἀνιάτως κακοῖς, ἀλλὰ πάντα βλάπτει, τοῖς δὲ μέχρι τοῦ· διὰ τοῦτ' ἀνθρώπινον ἐστίν.

14 περὶ δὲ ἐπιεικείας καὶ τοῦ ἐπιεικοῦς, πῶς ἔχει ἡ μὲν X
ἐπιείκεια πρὸς δικαιοσύνην τὸ δὲ ἐπιεικὲς πρὸς τὸ δίκαιον,
ἐχόμενόν ἐστιν εἰπεῖν· οὔτε γὰρ ὡς ταὐτὸν ἁπλῶς οὔτε ὡς
ἕτερον τῷ γένει φαίνεται σκοπουμένοις, καὶ ὁτὲ μὲν τὸ ἐπιει-
κὲς ἐπαινοῦμεν καὶ ἄνδρα τὸν τοιοῦτον, ὥστε καὶ ἐπὶ τὰ
1137b ἄλλα ἐπαινοῦντες μεταφέρομεν ἀντὶ τοῦ ἀγαθοῦ, τὸ ἐπιει-
κέστερον ὅτι βέλτιον δηλοῦντες, ὁτὲ δὲ τῷ λόγῳ ἀκολουθοῦσιν
φαίνεται ἄτοπον εἰ τὸ ἐπιεικὲς παρὰ τὸ δίκαιόν τι ὂν ἐπαι-
νετόν ἐστιν· ἢ γὰρ τὸ δίκαιον οὐ σπουδαῖον, ἢ τὸ ἐπιεικές οὐ
δίκαιον, εἰ ἄλλο· ἢ εἰ ἄμφω σπουδαῖα, ταὐτόν ἐστιν. ἡ μὲν 2
οὖν ἀπορία σχεδὸν συμβαίνει διὰ ταῦτα περὶ τὸ ἐπιεικές,
ἔχει δὲ ἅπαντα τρόπον τινὰ ὀρθῶς καὶ οὐδὲν ὑπεναντίον
ἑαυτοῖς· τό τε γὰρ ἐπιεικὲς δικαίου τινὸς ὂν βέλτιόν ἐστι δί-
καιον, καὶ οὐχ ὡς ἄλλο τι γένος ὂν βέλτιόν ἐστι τοῦ δικαίου.
ταὐτὸν ἄρα δίκαιον καὶ ἐπιεικές, καὶ ἀμφοῖν σπουδαίοιν ὄν-
τοιν κρεῖττον τὸ ἐπιεικές. ποιεῖ δὲ τὴν ἀπορίαν ὅτι τὸ ἐπι- 3
εικὲς δίκαιον μέν ἐστιν, οὐ τὸ κατὰ νόμον δέ, ἀλλ' ἐπανόρ-
θωμα νομίμου δικαίου. αἴτιον δ' ὅτι ὁ μὲν νόμος καθόλου πᾶς, 4
περὶ ἐνίων δὲ οὐχ οἷόν τε ὀρθῶς εἰπεῖν καθόλου. ἐν οἷς οὖν ἀνάγκη μὲν εἰπεῖν καθόλου, μὴ οἷόν τε δὲ ὀρθῶς, τὸ ὡς ἐπὶ τὸ πλέον λαμβάνει ὁ νόμος, οὐκ ἀγνοῶν τὸ ἁμαρτανόμενον. καὶ ἔστιν οὐδὲν ἧττον ὀρθῶς· τὸ γὰρ ἁμάρτημα οὐκ ἐν τῷ νόμῳ οὐδ' ἐν τῷ νομοθέτῃ ἀλλ' ἐν τῇ φύσει τοῦ πράγμα-

28. οὐκ om. K^b ‖ 29. ἀνιάτοις καὶ κακοῖς $L^b M^b O^b$ ‖ 30. διὸ τοῦτ' Zwinger ‖ 31. ἐπιεικείας πρὸς δικαιοσύνην καὶ K^b ‖ 1137b, 4. ἔστι γὰρ K^b ‖ ἐπιεικὲς οὐ, εἰ δικαίου ἄλλο Lambinus ‖ οὐ δίκαιον om. Γ, οὐ σπουδαῖον? Veder ‖ 5. εἶναι ἄλλο K^b ‖ ταὐτὸν om. pr. K^b ‖ 9. ὂν om. K^b.

(X)
5 τος ἐστίν· εὐθὺς γὰρ τοιαύτη ἡ τῶν πρακτῶν ὕλη ἐστίν. ὅταν
οὖν λέγῃ μὲν ὁ νόμος καθόλου, συμβῇ δ' ἐπὶ τούτου παρὰ
τὸ καθόλου, τότε ὀρθῶς ἔχει, ᾗ παραλείπει ὁ νομοθέτης καὶ
ἥμαρτεν ἁπλῶς εἰπών, ἐπανορθοῦν τὸ ἐλλειφθέν, ὃ κἂν ὁ
νομοθέτης αὐτὸς [ἂν] εἶπεν ἐκεῖ παρών, καὶ εἰ ᾔδει, ἐνομο-
6 θέτησεν [ἄν]. διὸ δίκαιον μέν ἐστιν, καὶ βέλτιόν τινος δικαίου,
οὐ τοῦ ἁπλῶς δὲ ἀλλὰ τοῦ διὰ τὸ ἁπλῶς ἁμαρτήματος.
καὶ ἔστιν αὕτη ἡ φύσις ἡ τοῦ ἐπιεικοῦς, ἐπανόρθωμα νόμου,
ᾗ ἐλλείπει διὰ τὸ καθόλου. τοῦτο γὰρ αἴτιον καὶ τοῦ μὴ
πάντα κατὰ νόμον εἶναι, ὅτι περὶ ἐνίων ἀδύνατον θέσθαι
7 νόμον, ὥστε ψηφίσματος δεῖ. τοῦ γὰρ ἀορίστου ἀόριστος καὶ
ὁ κανών ἐστιν, ὥσπερ καὶ τῆς Λεσβίας οἰκοδομῆς ὁ μολί-
βδινος κανών· πρὸς γὰρ τὸ σχῆμα τοῦ λίθου μετακινεῖται
καὶ οὐ μένει ὁ κανών, καὶ τὸ ψήφισμα πρὸς τὰ πράγματα.
8 τί μὲν οὖν ἐστιν τὸ ἐπιεικές, καὶ ὅτι δίκαιον, καὶ τίνος βέλ-
τιον δικαίου, δῆλον· φανερὸν δ' ἐκ τούτου καὶ ὁ ἐπιεικὴς τίς
ἐστίν. ὁ γὰρ τῶν τοιούτων προαιρετικὸς καὶ πρακτικός, καὶ
ὁ μὴ ἀκριβοδίκαιος ἐπὶ τὸ χεῖρον ἀλλ' ἐλαττωτικός, καίπερ 1138a
ἔχων τὸν νόμον βοηθόν, ἐπιεικής ἐστιν, καὶ ἡ ἕξις αὕτη
ἐπιείκεια, δικαιοσύνη τις οὖσα καὶ οὐχ ἑτέρα τις ἕξις.

XI πότερον δ' ἐνδέχεται ἑαυτὸν ἀδικεῖν ἢ οὔ, φανερὸν ἐκ 15
τῶν εἰρημένων. τὰ μὲν γάρ ἐστι τῶν δικαίων τὰ κατὰ πᾶ-

19. πρακτέων K^b, πραγμάτων M^b ‖ 20. τούτῳ L^bM^b, τούτοις O^b ‖ 23. αὐτὸς εἶπεν παρὼν K^b, αὐτὸς ἂν εἴποι παρὼν M^b, αὐτὸς οὕτως ἂν εἴποι ἐκεῖ παρών L^bO^b ‖ 24. ἂν om. K^bO^b ‖ 25. ἁμαρτάνοντος ex Hel. coni. Jackson ‖ 28. περί τινων K^b ‖ 30. οἰκοδομίας K^b ‖ 33. ὅτι] τί τὸ M^b ‖ 1138a, 4 — b, 12. τούτοις ante 1137a, 5. οἱ δὲ traicienda censent Zeller aliique, secludi volunt haec omnia Noetel et Susemihl. „Sed vix recte Noetel eis, qui Eudemo tribuunt, obloquitur cf. 1138b, 6 sqq. cum E. E. 1240a, 13 sqq. 17 sqq. 1224b, 21 sqq.“ Susemihl.

(XI)

*σαν ἀρετὴν ὑπὸ τοῦ νόμου τεταγμένα, οἷον οὐ κελεύει ἀπο-
κτιννύναι ἑαυτὸν ὁ νόμος, ἃ δὲ μὴ κελεύει, ἀπαγορεύει. ἔτι* 2
*ὅταν παρὰ τὸν νόμον βλάπτῃ (μὴ ἀντιβλάπτων) ἑκών, ἀδι-
κεῖ, ἑκὼν δὲ ὁ εἰδὼς καὶ ὃν καὶ ᾧ· ὁ δὲ δι᾽ ὀργὴν ἑαυτὸν
σφάττων ἑκὼν τοῦτο δρᾷ παρὰ τὸν ὀρθὸν λόγον, ὃ οὐκ ἐᾷ
ὁ νόμος· ἀδικεῖ ἄρα. ἀλλὰ τίνα; ἢ τὴν πόλιν, αὑτὸν δ᾽ οὔ;* 3
*ἑκὼν γὰρ πάσχει, ἀδικεῖται δ᾽ οὐδεὶς ἑκών. διὸ καὶ ἡ πόλις
ζημιοῖ, καί τις ἀτιμία πρόσεστιν τῷ ἑαυτὸν διαφθείραντι ὡς τὴν
πόλιν ἀδικοῦντι. ἔτι καθ᾽ ὃ ἄδικος μόνον ὁ ἀδικῶν καὶ μὴ* 4
*ὅλως φαῦλος, οὐκ ἔστιν ἀδικῆσαι ἑαυτόν (τοῦτο γὰρ ἄλλο
ἐκείνου· ἔστιν γάρ πως ὁ ἄδικος οὕτω πονηρὸς ὥσπερ ὁ δειλός,
οὐχ ὡς ὅλην ἔχων τὴν πονηρίαν, ὥστ᾽ οὐδὲ κατὰ ταύτην ἀδι-
κεῖ)· ἅμα γὰρ τῷ αὐτῷ ἂν εἴη ἀφῃρῆσθαι καὶ προσκεῖσθαι τὸ
αὐτό· τοῦτο δὲ ἀδύνατον, ἀλλ᾽ ἀεὶ ἐν πλείοσιν ἀνάγκη εἶναι
τὸ δίκαιον καὶ τὸ ἄδικον. ἔτι δὲ ἑκούσιόν τε καὶ ἐκ προαι-* 5
*ρέσεως καὶ πρότερον (ὁ γὰρ διότι ἔπαθεν, καὶ τὸ αὐτὸ ἀντι-
ποιῶν οὐ δοκεῖ ἀδικεῖν)· αὐτὸς δ᾽ ἑαυτόν, τὰ αὐτὰ ἅμα καὶ
πάσχει καὶ ποιεῖ. ἔτι εἴη ἂν ἑκόντα ἀδικεῖσθαι. πρὸς δὲ* 6
*τούτοις, ἄνευ τῶν κατὰ μέρος ἀδικημάτων οὐδεὶς ἀδικεῖ, μοι-
χεύει δ᾽ οὐδεὶς τὴν ἑαυτοῦ οὐδὲ τοιχωρυχεῖ τὸν ἑαυτοῦ τοῖ-
χον οὐδὲ κλέπτει τὰ ἑαυτοῦ. ὅλως δὲ λύεται τὸ ἑαυτὸν
ἀδικεῖν κατὰ τὸν διορισμὸν τὸν περὶ τοῦ ἑκουσίως ἀδικεῖσθαι.
φανερὸν δὲ καὶ ὅτι ἄμφω μὲν φαῦλα, καὶ τὸ ἀδι-* 7

6. *ἑαυτὸν ἀποκτιννύναι* $L^b O^b$, *ἑαυτὸν ἀποκτενεῖν* M^b ‖ 9. *ᾧ*] *ὡς* M^b et rc. K^b ‖ 10. *ὀρθὸν*] *αὐτὸν* K^b ‖ *λόγον*] *νόμον* $M^b O^b$ ‖ 14. *ἀδικοῦντι ἢ αὐτόν. ἔτι* M^b ‖ *μόνον ὁ* Lambinus: *ὁ μόνον* ‖ 15. *ἁπλῶς* K^b ‖ *τοῦτο* — 17. *ἀδικεῖ* secl. Hampke ‖ 17. *ἀδικεῖ*] *ἀδικεῖ ἂν* K^b, *ἔσται τὸ αὐτὸν ἀδικεῖν* Ramsauer ‖ 18. *τὸ αὐτὸ ἂν εἴη* L^b ‖ *προσκεῖσθαι τῷ αὐτῷ* $L^b M^b$ ‖ 23. *ἔτι* — *ἀδικεῖσθαι* secl. Ramsauer ‖ 25. *δ᾽*] *γὰρ* M^b ‖ 27. *ἀδικεῖν καὶ κατὰ* K^b ‖ *ἀκουσίως* Lambinus ‖ 28. *φανερὸν* — b, 5. *ἀποθανεῖν* post b, 13. *τούτοις* tri. Haecker.

(XI)
κεῖσθαι καὶ τὸ ἀδικεῖν· τὸ μὲν γὰρ ἔλαττον τὸ δὲ πλέον
ἔχειν ἐστὶν τοῦ μέσου καὶ ὥσπερ ὑγιεινὸν μὲν ἐν ἰατρικῇ,
εὐεκτικὸν δὲ ἐν γυμναστικῇ. ἀλλ' ὅμως χεῖρον τὸ ἀδικεῖν·
τὸ μὲν γὰρ ἀδικεῖν μετὰ κακίας καὶ ψεκτόν, καὶ κακίας
ἢ τῆς τελείας καὶ ἁπλῶς ἢ ἐγγύς (οὐ γὰρ ἅπαν τὸ
ἑκούσιον μετὰ κακίας), τὸ δ' ἀδικεῖσθαι ἄνευ κακίας
8 καὶ ἀδικίας. καθ' αὑτὸ μὲν οὖν τὸ ἀδικεῖσθαι ἧττον φαῦ-
λον, κατὰ συμβεβηκὸς δ' οὐδὲν κωλύει μεῖζον εἶναι κακόν. 1138b
ἀλλ' οὐθὲν μέλει τῇ τέχνῃ, ἀλλὰ πλευρῖτιν λέγει μείζω
νόσον προσπταίσματος· καίτοι γένοιτ' ἄν ποτε θάτερον κατὰ
συμβεβηκός, εἰ προσπταίσαντα διὰ τὸ πεσεῖν συμβαίη ὑπὸ
τῶν πολεμίων ληφθῆναι ἢ ἀποθανεῖν.

9 κατὰ μεταφορὰν δὲ καὶ ὁμοιότητα ἔστιν οὐκ αὐτῷ
πρὸς αὑτὸν δίκαιον ἀλλὰ τῶν αὐτοῦ τισίν, οὐ πᾶν δὲ δίκαιον
ἀλλὰ τὸ δεσποτικὸν ἢ τὸ οἰκονομικόν· ἐν τούτοις γὰρ τοῖς
λόγοις διέστηκε τὸ λόγον ἔχον μέρος τῆς ψυχῆς πρὸς τὸ ἄλο-
γον. εἰς ἃ δὴ βλέπουσι καὶ δοκεῖ εἶναι ἀδικία πρὸς αὑτόν, ὅτι
[ἐν] τούτοις ἔστιν πάσχειν τι παρὰ τὰς ἑαυτῶν ὀρέξεις· ὥσπερ
οὖν ἄρχοντι καὶ ἀρχομένῳ εἶναι πρὸς ἄλληλα δίκαιόν τι καὶ
τούτοις.

30. τὸ δὲ δικαιοπραγεῖν ἴσον καὶ μέσον post μέσου add. Hel., τὸ δὲ δικαιοπραγεῖν μέσον add. Rassow ‖ καὶ — 31. γυμναστικῇ secl. Ramsauer ‖ 32. ψεκτὸν ἦν καὶ τῆς κακίας M^b ‖ 33. καὶ om. K^b ‖ 34. μετὰ κακίας Rassow: μετὰ ἀδικίας ‖ 1138b, 1. εἶναι om. $K^b L^b O^b$ ‖ 5. ἢ K^b: καὶ ‖ 6. οὐχ αὑτῶι $K^b M^b O^b$, οὐκ αὑτοῦ L^b ‖ 9. μέρος om. K^b ‖ 11. ἐν secl. Jackson ‖ εἶναι secl. Zell.

Z.

15 περὶ μὲν οὖν δικαιοσύνης καὶ τῶν ἄλλων ἠθικῶν Z
16 ἀρετῶν διωρίσθω τὸν τρόπον τοῦτον· ἐπεὶ δὲ τυγχάνομεν 1
18 πρότερον εἰρηκότες ὅτι δεῖ τὸ μέσον αἱρεῖσθαι καὶ μὴ
τὴν ὑπερβολὴν μηδὲ τὴν ἔλλειψιν, τὸ δὲ μέσον ἐστὶν
20 ὡς ὁ λόγος ὁ ὀρθὸς λέγει, τοῦτο διέλωμεν. ἐν πάσαις
γὰρ ταῖς εἰρημέναις ἕξεσιν, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων,
ἔστιν τις σκοπὸς πρὸς ὃν ἀποβλέπων ὁ τὸν λόγον ἔχων
ἐπιτείνει καὶ ἀνίησιν, καί τις ἔστιν ὅρος τῶν μεσοτήτων,
ἃς μεταξύ φαμεν εἶναι τῆς ὑπερβολῆς καὶ τῆς ἐλλείψεως,
25 οὔσας κατὰ τὸν ὀρθὸν λόγον. ἔστι δὲ τὸ μὲν εἰπεῖν οὕτως 2
ἀληθὲς μέν, οὐθὲν δὲ σαφές. καὶ γὰρ ἐν ταῖς ἄλλαις ἐπι-
μελείαις, περὶ ὅσας ἔστιν ἐπιστήμη, τοῦτ' ἀληθὲς μὲν εἰπεῖν,
ὅτι οὔτε πλείω οὔτε ἐλάττω δεῖ πονεῖν οὐδὲ ῥαθυμεῖν, ἀλλὰ
τὰ μέσα καὶ ὡς ὁ ὀρθὸς λόγος· τοῦτο δὲ μόνον ἔχων ἂν
30 τις, οὐδὲν ἂν εἰδείη πλέον, οἷον ποῖα δεῖ προσφέρεσθαι πρὸς
τὸ σῶμα, εἴ τις εἴπειεν ὅτι ὅσα ἡ ἰατρικὴ κελεύει καὶ ὡς
ὁ ταύτην ἔχων. διὸ δεῖ καὶ περὶ τὰς τῆς ψυχῆς ἕξεις μὴ 3
μόνον ἀληθῶς εἶναι τοῦτο εἰρημένον, ἀλλὰ καὶ διωρισμένον
34 τίς τ' ἐστὶν ὁ ὀρθὸς λόγος καὶ τούτου τίς ὅρος.

2 τὰς δὴ τῆς ψυχῆς ἀρετὰς διελόμενοι, τὰς μὲν εἶναι 4

15. περὶ — 16. τοῦτον cum libro praecedente coniungunt fontes et editiones, huc traxit Susemihl ‖ τῶν ante ἠθικῶν add. $K^b O^b$ ‖ ἠθικῶν om. M^b ‖ 18. καὶ om. K^b ‖ 20. διέλθωμεν Spengel ‖ ἐν om. $L^b M^b$ ‖ 21. πράξεσι K^b ‖ 27. μὲν] μέν ἐστιν M^b, om. K^b ‖ 31. ὅσα] ὡς K^b ‖ 33. ἀληθῶς K^b: ἀληθές ‖ 34. τ' om. K^b ‖ 35. τὰς — 1139a, 3. οὕτως alteram recensionem esse antecedentium 16. ἐπεὶ — 34. ὅρος monuit Rassow ‖ δὲ M^b ‖ τὰ μὲν pr. K^b.

(I)
τοῦ ἤθους ἔφαμεν τὰς δὲ τῆς διανοίας. περὶ μὲν οὖν τῶν 1139a
ἠθικῶν διεληλύθαμεν, περὶ δὲ τῶν λοιπῶν, περὶ ψυχῆς
5 πρῶτον εἰπόντες, λέγωμεν οὕτως. πρότερον μὲν οὖν ἐλέχθη
δύ' εἶναι μέρη τῆς ψυχῆς, τό τε λόγον ἔχον καὶ τὸ ἄλο-
γον * *· νῦν δὲ περὶ τοῦ λόγον ἔχοντος τὸν αὐτὸν τρόπον διαι-
ρετέον. καὶ ὑποκείσθω δύο τὰ λόγον ἔχοντα, ἓν μὲν ᾧ
θεωροῦμεν τὰ τοιαῦτα τῶν ὄντων ὅσων αἱ ἀρχαὶ μὴ ἐν-
δέχονται ἄλλως ἔχειν, ἓν δὲ ᾧ τὰ ἐνδεχόμενα· πρὸς γὰρ
τὰ τῷ γένει ἕτερα καὶ τῶν τῆς ψυχῆς μορίων ἕτερον τῷ
γένει τὸ πρὸς ἑκάτερον πεφυκός, εἴπερ καθ' ὁμοιότητά τινα
6 καὶ οἰκειότητα ἡ γνῶσις ὑπάρχει αὐτοῖς. λεγέσθω δὲ τού-
των τὸ μὲν ἐπιστημονικὸν τὸ δὲ λογιστικόν· τὸ γὰρ βουλεύε-
σθαι καὶ λογίζεσθαι ταὐτόν, οὐδεὶς δὲ βουλεύεται περὶ
τῶν μὴ ἐνδεχομένων ἄλλως ἔχειν. ὥστε τὸ λογιστικόν ἐστιν
7 ἕν τι μέρος τοῦ λόγον ἔχοντος. ληπτέον ἄρα ἑκατέρου τού-
των τίς ἡ βελτίστη ἕξις· αὕτη γὰρ ἀρετὴ ἑκατέρου, ἡ δ'
II ἀρετὴ πρὸς τὸ ἔργον τὸ οἰκεῖον. τρία δ' ἐστὶν ἐν τῇ ψυχῇ
2 τὰ κύρια πράξεως καὶ ἀληθείας, αἴσθησις νοῦς ὄρεξις. τού-
των δ' ἡ αἴσθησις οὐδεμιᾶς ἀρχὴ πράξεως· δῆλον δὲ τῷ
τὰ θηρία αἴσθησιν μὲν ἔχειν, πράξεως δὲ μὴ κοινωνεῖν.
ἔστιν δ' ὅπερ ἐν διανοίᾳ κατάφασις καὶ ἀπόφασις, τοῦτο ἐν
ὀρέξει δίωξις καὶ φυγή· ὥστ' ἐπειδὴ ἡ ἠθικὴ ἀρετὴ ἕξις
προαιρετική, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική, δεῖ διὰ
ταῦτα τόν τε λόγον ἀληθῆ εἶναι καὶ τὴν ὄρεξιν ὀρθήν, εἴ-
περ ἡ προαίρεσις σπουδαία, καὶ τὰ αὐτὰ τὸν μὲν φάναι
τὴν δὲ διώκειν. αὕτη μὲν οὖν ἡ διάνοια καὶ ἡ ἀλήθεια

1139 a, 3. λέγομεν $L^b M^b O^b$ ‖ οὕτως secl. Spengel ‖ οὖν om. $K^b M^b$ ‖ 4. ἔχον — 5. λόγον om. L^b et pr. K^b ‖ post ἄλογον nonnulla excidisse ci. Muretus ‖ 7. ὅσων] ὧν $L^b M^b$ ‖ 8. ᾧ τὰ ἐνδεχόμενα] τῶν ἃ ἐνδέχονται K^b, ὧν ἐνδέχονται Coraes ‖ 12. λογικόν M^b et pr. K^b ‖ βούλεσθαι K^b ‖ 17. δὴ Bywater ‖ 18. νοῦς post ὄρεξις tri. Spengel ‖ 23. διὰ] δὲ K^b ‖ 24. ταῦτα] μὲν ταῦτα $L^b O^b$, ταῦτα μὲν K^b. An ταὐτὰ? cf. praefat.

(II)

πρακτική, τῆς δὲ θεωρητικῆς διανοίας καὶ μὴ πρακτικῆς 3
μηδὲ ποιητικῆς τὸ εὖ καὶ κακῶς τἀληθές ἐστιν καὶ ψεῦδος·
τοῦτο γάρ ἐστιν παντὸς διανοητικοῦ ἔργον, τοῦ δὲ πρακτικοῦ
καὶ διανοητικοῦ ἡ ἀλήθεια ὁμολόγως ἔχουσα τῇ ὀρέξει
τῇ ὀρθῇ. πράξεως μὲν οὖν ἀρχὴ προαίρεσις, ὅθεν ἡ κίνη- 4
σις ἀλλ' οὐχ οὗ ἕνεκα, προαιρέσεως δὲ ὄρεξις καὶ λόγος
ὁ ἕνεκά τινος· διὸ οὔτ' ἄνευ νοῦ καὶ διανοίας οὔτ' ἄνευ
ἠθικῆς ἐστιν ἕξεως ἡ προαίρεσις· εὐπραξία γὰρ καὶ τὸ
ἐναντίον ἐν πράξει ἄνευ διανοίας καὶ ἤθους οὐκ ἔστιν. διά- 5
νοια δ' αὐτὴ οὐθὲν κινεῖ, ἀλλ' ἡ ἕνεκά του καὶ πρακτική.
1139b αὕτη γὰρ καὶ τῆς ποιητικῆς ἄρχει· ἕνεκα γάρ του ποιεῖ
πᾶς ὁ ποιῶν, καὶ οὐ τέλος ἁπλῶς ἀλλὰ πρός τι καὶ
τινος τὸ ποιητόν. ἀλλὰ τὸ πρακτόν· ἡ γὰρ εὐπραξία τέλος,
ἡ δ' ὄρεξις τούτου. διὸ ἢ ὀρεκτικὸς νοῦς ἡ προαίρεσις
ἢ ὄρεξις διανοητική, καὶ ἡ τοιαύτη ἀρχὴ ἄνθρωπος. οὐκ 6
ἔστιν δὲ προαιρετὸν οὐδὲν γεγονός, οἷον οὐδεὶς προαιρεῖται
Ἴλιον πεπορθηκέναι· οὐδὲ γὰρ βουλεύεται περὶ τοῦ γεγο-
νότος ἀλλὰ περὶ τοῦ ἐσομένου καὶ ἐνδεχομένου, τὸ δὲ γε-
γονὸς οὐκ ἐνδέχεται μὴ γενέσθαι· διὸ ὀρθῶς Ἀγάθων

μόνου γὰρ αὐτοῦ καὶ θεὸς στερίσκεται,
ἀγένητα ποιεῖν ἅσσ' ἂν ᾖ πεπραγμένα.

ἀμφοτέρων δὴ τῶν νοητικῶν μορίων ἀλήθεια τὸ ἔργον. καθ' ἃς
οὖν μάλιστα ἕξεις ἀληθεύσει ἑκάτερον, αὗται ἀρεταὶ ἀμφοῖν.

3 ἀρξάμενοι οὖν ἄνωθεν περὶ αὐτῶν πάλιν λέγωμεν. III

29. ἔργον· τοῦτο δὲ πρακτικοῦ καὶ διανοητικοῦ ἔργον· τοῦ κ. τ. λ. K^b ‖ 30. ἡ om. $K^b O^b$ ‖ 31. πράξεως — b, 11. πεπραγμένα secl. Ramsauer, 31. πράξεως — 35. ἔστιν et b, 4. διὸ — 11. πεπραγμένα secl. Susemihl ‖ 36. δ' αὐτὴ] αὕτη K^b ‖ 1139b, 2. καὶ οὐ] καίτοι οὐ Thomas ‖ 3. τὸ] καὶ τὸ M^b, om. K^b ‖ 11. πεπραγμένα om. K^b ‖ 14. ἄλλωθεν K^b.

(III)
ἔστω δὴ οἷς ἀληθεύει ἡ ψυχὴ τῷ καταφάναι ἢ ἀποφάναι, πέντε
τὸν ἀριθμόν· ταῦτα δ' ἐστὶν τέχνη ἐπιστήμη φρόνησις σο-
φία νοῦς· ὑπολήψει γὰρ καὶ δόξῃ ἐνδέχεται διαψεύδεσθαι.
2 ἐπιστήμη μὲν οὖν τί ἐστιν, ἐντεῦθεν φανερόν, εἰ δεῖ
ἀκριβολογεῖσθαι καὶ μὴ ἀκολουθεῖν ταῖς ὁμοιότησιν. πάν-
τες γὰρ ὑπολαμβάνομεν, ὃ ἐπιστάμεθα, μὴ ἐνδέχεσθαι
ἄλλως ἔχειν· τὰ δὲ ἐνδεχόμενα ἄλλως, ὅταν ἔξω τοῦ θεω-
ρεῖν γένηται, λανθάνει εἰ ἔστιν ἢ μή. ἐξ ἀνάγκης ἄρα
ἐστὶν τὸ ἐπιστητόν. ἀίδιον ἄρα· τὰ γὰρ ἐξ ἀνάγκης ὄντα
ἁπλῶς πάντα ἀίδια, τὰ δὲ ἀίδια ἀγένητα καὶ ἄφθαρτα.
3 ἔτι διδακτὴ πᾶσα ἐπιστήμη δοκεῖ εἶναι, καὶ τὸ ἐπιστητὸν
μαθητόν. ἐκ προγινωσκομένων δὲ πᾶσα διδασκαλία, ὥσ-
περ καὶ ἐν τοῖς ἀναλυτικοῖς λέγομεν· ἣ μὲν γὰρ δι' ἐπα-
γωγῆς, ἣ δὲ συλλογισμῷ. ἡ μὲν δὴ ἐπαγωγὴ ἀρχή ἐστιν
καὶ τοῦ καθόλου, ὁ δὲ συλλογισμὸς ἐκ τῶν καθόλου. εἰσὶν
ἄρα ἀρχαὶ ἐξ ὧν ὁ συλλογισμός, ὧν οὐκ ἔστι συλλογι-
4 σμός· ἐπαγωγὴ ἄρα. ἡ μὲν ἄρα ἐπιστήμη ἐστὶν ἕξις ἀπο-
δεικτική, καὶ ὅσα ἄλλα προσδιοριζόμεθα ἐν τοῖς ἀναλυτι-
κοῖς· ὅταν γάρ πως πιστεύῃ καὶ γνώριμοι αὐτῷ ὦσιν αἱ
ἀρχαί, ἐπίσταται· εἰ γὰρ μὴ μᾶλλον τοῦ συμπεράσματος,
κατὰ συμβεβηκὸς ἕξει τὴν ἐπιστήμην.
περὶ μὲν οὖν ἐπιστήμης διωρίσθω τὸν τρόπον τοῦτον, 4
IV τοῦ δ' ἐνδεχομένου ἄλλως ἔχειν ἔστι τι καὶ ποιητὸν καὶ 1140 a
2 πρακτόν. ἕτερον δ' ἐστὶν ποίησις καὶ πρᾶξις (πιστεύομεν
δὲ περὶ αὐτῶν καὶ τοῖς ἐξωτερικοῖς λόγοις)· ὥστε καὶ ἡ
μετὰ λόγου ἕξις πρακτικὴ ἕτερόν ἐστι τῆς μετὰ λόγου ποιη-

15. ἡ om. K^{b}M^b ‖ 16. τέχνη post ἐπιστήμη tri. Spengel ‖ 20. μηδ' K^b ‖ 25. πᾶσα] ἡ ἅπασα K^{b}M^b ‖ 28. ἀρχῆς L^b ‖ 30. ὁ om. K^b ‖ 31. ἐπαγωγὴ ἄρα secl. Trendelenburg ‖ 1140 a, 4. cf. Doering, Die Kunstlehre des Aristoteles, Jena 1876, p. 41 sq. et Susemihl, Philol. Anz. VII, 1876, p. 136. „Ad μετὰ λόγου (= λογιστική) cf. 1151 a, 17" Susemihl.

(IV)

τικῆς ἕξεως. διὸ οὐδὲ περιέχεται ὑπ' ἀλλήλων· οὔτε γὰρ ἡ πρᾶξις ποίησις οὔτε ἡ ποίησις πρᾶξις ἐστίν. ἐπεὶ δ' ἡ 3
οἰκοδομικὴ τέχνη τίς ἐστιν καὶ ὅπερ ἕξις τις μετὰ λόγου ποιητική, καὶ οὐδεμία οὔτε τέχνη ἐστὶν ἥτις οὐ μετὰ λόγου ποιητικὴ ἕξις ἐστίν, οὔτε τοιαύτη ἣ οὐ τέχνη, τὸ αὐτὸ ἂν εἴη τέχνη καὶ ἕξις μετὰ λόγου ἀληθοῦς ποιητική. ἔστιν 4
δὲ τέχνη πᾶσα περὶ γένεσιν, καὶ τὸ τεχνάζειν καὶ θεωρεῖν ὅπως ἂν γένηταί τι τῶν ἐνδεχομένων καὶ εἶναι καὶ μὴ εἶναι, καὶ ὧν ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι ἀλλὰ μὴ ἐν τῷ ποιουμένῳ· οὔτε γὰρ τῶν ἐξ ἀνάγκης ὄντων ἢ γιγνομένων ἡ τέχνη ἐστίν, οὔτε τῶν κατὰ φύσιν· ἐν αὐτοῖς γὰρ ἔχουσι ταῦτα τὴν ἀρχήν. ἐπεὶ δὲ ποίησις καὶ πρᾶξις ἕτερον, 5
ἀνάγκη τὴν τέχνην ποιήσεως ἀλλ' οὐ πράξεως εἶναι. καὶ τρόπον τινὰ περὶ τὰ αὐτά ἐστιν ἡ τύχη καὶ ἡ τέχνη, καθάπερ καὶ Ἀγάθων φησὶν

τέχνη τύχην ἔστερξε καὶ τύχη τέχνην.

ἡ μὲν οὖν τέχνη, ὥσπερ εἴρηται, ἕξις τις μετὰ λόγου ἀλη- 6
θοῦς ποιητική ἐστιν, ἡ δ' ἀτεχνία τοὐναντίον μετὰ λόγου ψευδοῦς ποιητικὴ ἕξις, περὶ τὸ ἐνδεχόμενον ἄλλως ἔχειν.

5 περὶ δὲ φρονήσεως οὕτως ἂν λάβοιμεν, θεωρήσαντες V
τίνας λέγομεν τοὺς φρονίμους. δοκεῖ δὴ φρονίμου εἶναι τὸ δύνασθαι καλῶς βουλεύσασθαι περὶ τὰ αὑτῷ ἀγαθὰ καὶ συμφέροντα, οὐ κατὰ μέρος, οἷον ποῖα πρὸς ὑγίειαν ἢ

5. διὸ] καὶ L^bO^b ‖ περιέχονται M^b ‖ 6. ἐπεὶ δ' ἡ] ἐπειδὴ K^b ‖ 7. ὅπερ] ὥσπερ Scaliger, secl. Coraes ‖ 11. τὸ] τὸ αὐτὸ Thomas ‖ καὶ secl. Muretus ‖ 14. ἡ om L^bO^b ‖ 16. ταῦτα τὴν] ταύτην K^b ‖ ἐπεὶ — 17. εἶναι secl. Rassow ‖ 18. τὰ αὐτά] ταῦτ' K^bM^b ‖ 20. ἔτεξε Scaliger ‖ 25. δὴ] οὖν M^b ‖ 27. ἢ πρὸς M^bO^b: πρὸς K^bL^b.

(V)
2 πρὸς ἰσχύν, ἀλλὰ ποῖα πρὸς τὸ εὖ ζῆν ὅλως. σημεῖον
δ' ὅτι καὶ τοὺς περί τι φρονίμους λέγομεν, ὅταν πρὸς τέλος
τι σπουδαῖον εὖ λογίσωνται, ὧν μὴ ἔστιν τέχνη. ὥστε καὶ ὅλως
3 ἂν εἴη φρόνιμος ὁ βουλευτικός. βουλεύεται δ' οὐθεὶς περὶ τῶν
ἀδυνάτων ἄλλως ἔχειν, οὐδὲ τῶν μὴ ἐνδεχομένων αὐτῷ
πρᾶξαι· ὥστ' εἴπερ ἐπιστήμη μὲν μετὰ ἀποδείξεως, ὧν δ'
αἱ ἀρχαὶ ἐνδέχονται ἄλλως ἔχειν, τούτων μὴ ἔστιν ἀπό-
δειξις (πάντα γὰρ ἐνδέχεται καὶ ἄλλως ἔχειν), καὶ οὐκ
ἔστιν βουλεύσασθαι περὶ τῶν ἐξ ἀνάγκης ὄντων, οὐκ ἂν εἴη 1140b
ἡ φρόνησις ἐπιστήμη οὐδὲ τέχνη, ἐπιστήμη μὲν ὅτι ἐνδέχε-
ται τὸ πρακτὸν ἄλλως ἔχειν, τέχνη δ' ὅτι ἄλλο τὸ γέ-
4 νος πράξεως καὶ ποιήσεως. λείπεται ἄρ' αὐτὴν εἶναι
ἕξιν ἀληθοῦς μετὰ λόγου πρακτικὴν περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ
καὶ κακά. τῆς μὲν γὰρ ποιήσεως ἕτερον τὸ τέλος, τῆς δὲ
5 πράξεως οὐκ ἂν εἴη· ἔστιν γὰρ αὐτὴ ἡ εὐπραξία τέλος. διὰ
τοῦτο Περικλέα καὶ τοὺς τοιούτους φρονίμους οἰόμεθα εἶναι,
ὅτι τὰ αὑτοῖς ἀγαθὰ καὶ τὰ τοῖς ἀνθρώποις δύνανται θεω-
ρεῖν· εἶναι δὲ τοιούτους ἡγούμεθα τοὺς οἰκονομικοὺς καὶ τοὺς
πολιτικούς. ἔνθεν καὶ τὴν σωφροσύνην τούτῳ προσαγορεύο-
6 μεν τῷ ὀνόματι, ὡς σῴζουσαν τὴν φρόνησιν. σῴζει δὲ τὴν
τοιαύτην ὑπόληψιν. οὐ γὰρ ἅπασαν ὑπόληψιν διαφθείρει
οὐδὲ διαστρέφει τὸ ἡδὺ καὶ τὸ λυπηρόν, οἷον ὅτι τὸ τρίγω-

28. ποῖα om. L^b ‖ ζῆν ὅλως L^bM^b: ζῆν ὅλον O^b, ζῆν K^b ‖ 29. πρὸς τὸ τέλος τί K^b ‖ 34. τὰ δὲ πρακτὰ τοιαῦτα post ἀπόδειξις addi vult Thurot ‖ 1140b, 2. ἡ om. K^bM^b ‖ 3. γένος] τέλος L^b ‖ 4. λείπεται — 6. κακὰ post 7. τέλος tri. Muretus ‖ λείπεται — 6. κακά et 7. διὰ — 21. πρακτικὴν post 25. τέχνη tri. Susemihl ‖ 5. ἀληθοῦς Alexander in Met. 981^b 25: ἀληθῆ ‖ ἀνθρώπινα M^b ‖ 7. ἂν εἴη] ἀεὶ M^b ‖ 11. ὅθεν L^bO^b ‖ 12. ὡς om. K^bM^b ‖ 14. τὸ post καὶ om. K^bM^b.

(V)

νον δυσὶν ὀρθαῖς ἴσας ἔχει ἢ οὐκ ἔχει, ἀλλὰ τὰς περὶ τὸ πρακτόν. αἱ μὲν γὰρ ἀρχαὶ τῶν πρακτῶν τὸ οὗ ἕνεκα τὰ πρακτά· τῷ δὲ διεφθαρμένῳ δι' ἡδονὴν ἢ λύπην εὐθὺς οὐ φαίνεται ἡ ἀρχή, οὐδὲ δεῖν τούτου ἕνεκεν οὐδὲ διὰ τοῦτο αἱρεῖσθαι πάντα καὶ πράττειν. ἔστι γὰρ ἡ κακία φθαρτικὴ ἀρχῆς. ὥστ' ἀνάγκη τὴν φρόνησιν ἕξιν εἶναι μετὰ λόγου ἀληθοῦς περὶ τὰ ἀνθρώπινα ἀγαθὰ πρακτικήν. ἀλλὰ μὴν 7
τέχνης μὲν ἔστιν ἀρετή, φρονήσεως δ' οὐκ ἔστιν. καὶ ἐν μὲν τέχνῃ ὁ ἑκὼν ἁμαρτάνων αἱρετώτερος, περὶ δὲ φρόνησιν ἧττον, ὥσπερ καὶ περὶ τὰς ἀρετάς. δῆλον οὖν ὅτι ἀρετή τίς ἐστιν καὶ οὐ τέχνη. δυοῖν δ' ὄντοιν μεροῖν τῆς ψυχῆς 8
τῶν λόγον ἐχόντων, θατέρου ἂν εἴη ἀρετή, τοῦ δοξαστικοῦ· ἥ τε γὰρ δόξα περὶ τὸ ἐνδεχόμενον ἄλλως ἔχειν καὶ ἡ φρόνησις. ἀλλὰ μὴν οὐδ' ἕξις μετὰ λόγου μόνον· σημεῖον δ' ὅτι λήθη τῆς μὲν τοιαύτης ἕξεως ἔστιν, φρονήσεως δ' οὐκ ἔστιν.

6 ἐπεὶ δὲ ἡ ἐπιστήμη περὶ τῶν καθόλου ἐστὶν ὑπόληψις VI
καὶ τῶν ἐξ ἀνάγκης ὄντων, εἰσὶν δ' ἀρχαὶ τῶν ἀποδεικτῶν καὶ πάσης ἐπιστήμης (μετὰ λόγου γὰρ ἡ ἐπιστήμη), τῆς ἀρχῆς τοῦ ἐπιστητοῦ οὔτ' ἂν ἐπιστήμη εἴη οὔτε τέχνη οὔτε φρόνησις· τὸ μὲν γὰρ ἐπιστητὸν ἀποδεικτόν, αἳ δὲ τυγχά-
1141a νουσιν οὖσαι περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν. οὐδὲ δὴ σοφία τούτων ἔστιν· τοῦ γὰρ σοφοῦ περὶ ἐνίων ἔχειν ἀπόδειξιν ἐστίν. εἰ δὴ οἷς ἀληθεύομεν καὶ μηδέποτε διαψευ- 2
δόμεθα περὶ τὰ μὴ ἐνδεχόμενα ἢ καὶ ἐνδεχόμενα ἄλλως ἔχειν, ἐπιστήμη καὶ φρόνησίς ἐστιν καὶ σοφία καὶ νοῦς, τού-

15. δύο ὀρθὰς pr. K^b ‖ τὰς] τὰ K^b ‖ 18. ἡ om. K^{b}M^b ‖ 18. δεῖ pr. K^b ‖ 21. ἀληθοῦς M^b et Alexander: ἀληθῆ ‖ ἀλλὰ — 25. τέχνη secl. Rassow ‖ 24. ἥττων K^b ‖ 25. δυοῖν — 30. ἔστιν secl. Rassow ‖ 29. τῆς μὲν Γ: μὲν τῆς codd. ‖ 32. δ' αἱ ἀρχαὶ K^b ‖ ἀποδεικτικῶν L^{b}M^b ‖ 33. ἡ om. K^{b}M^b ‖ 1141a, 1. οὐδ' ἡ K^b ‖ 2. ἀπόδειξις pr. K^b ‖ 4. ἢ om. M^{b}O^b.

(VI) των δὲ τῶν τριῶν μηδὲν ἐνδέχεται εἶναι (λέγω δὲ τρία φρόνησιν ἐπιστήμην σοφίαν), λείπεται νοῦν εἶναι τῶν ἀρχῶν.

VII τὴν δὲ σοφίαν ἔν τε ταῖς τέχναις τοῖς ἀκριβεστάτοις 7 τὰς τέχνας ἀποδίδομεν, οἷον Φειδίαν λιθουργὸν σοφὸν καὶ Πολύκλειτον ἀνδριαντοποιόν, ἐνταῦθα μὲν οὖν οὐθὲν ἄλλο

2 σημαίνοντες τὴν σοφίαν ἢ ὅτι ἀρετὴ τέχνης ἐστίν· εἶναι δέ τινας σοφοὺς οἰόμεθα ὅλως οὐ κατὰ μέρος οὐδ᾽ ἄλλο τι σοφούς, ὥσπερ Ὅμηρός φησιν ἐν τῷ Μαργίτῃ

τὸν δ᾽ οὔτ᾽ ἂρ σκαπτῆρα θεοὶ θέσαν οὔτ᾽ ἀροτῆρα
οὔτ᾽ ἄλλως τι σοφόν.

ὥστε δῆλον ὅτι ἡ ἀκριβεστάτη ἂν τῶν ἐπιστημῶν εἴη ἡ σοφία.

3 δεῖ ἄρα τὸν σοφὸν μὴ μόνον τὰ ἐκ τῶν ἀρχῶν εἰδέναι, ἀλλὰ καὶ περὶ τὰς ἀρχὰς ἀληθεύειν. ὥστε εἴη ἂν ἡ σοφία νοῦς καὶ ἐπιστήμη, ὥσπερ κεφαλὴν ἔχουσα ἐπιστήμη τῶν τιμιωτάτων. * *.

* * ἄτοπον γὰρ εἴ τις τὴν πολιτικὴν ἢ τὴν φρόνησιν σπουδαιοτάτην οἴεται εἶναι, εἰ μὴ τὸ ἄριστον τῶν ἐν τῷ κόσμῳ ἄν-

4 θρωπος ἐστίν. εἰ δὴ ὑγιεινὸν μὲν καὶ ἀγαθὸν ἕτερον ἀνθρώποις καὶ ἰχθύσιν, τὸ δὲ λευκὸν καὶ εὐθὺ ταὐτὸν ἀεί, καὶ τὸ σοφὸν ταὐτὸ

7. *νοῦν* bis scr. pr. K^b, *οὖν νοῦν Γ* et corr.[2] K^b ‖ 9. *γε* L^bM^b, om. Ald. ‖ 17. ante *ὥστε* lacunam statuit Ramsauer ‖ *ἡ* post *ὅτι* add. L^bAld. Hel. ‖ 20. *καὶ* ante *ὥσπερ* add. L^bO^b ‖ *κεφαλὴ* Lambinus ‖ *ἐπιστήμην* M^b et corr.[2] K^b ‖ *τιμιωτάτων*. * *. 21. * * *ἄτοπον* Ramsauer: „deest prioris disputationis, in qua de virtutibus intellectualibus in universum agitur, finis, in quo, si quid video, quaesitum est, cur ipsa *τέχνη* non sit et qualis eius sit virtus (cf. 1140b, 21 sq.), inprimis autem utrum etiam *ἐπιστήμη* et *νοῦς* rationis theoreticae virtus sit an sola *σοφία*: deest etiam sequentis tractatus, qui ad *σοφίαν* atque *φρόνησιν* et praecipue ad *φρόνησιν* quidem specialiter et accuratius illustrandas spectat, particula initium sumens" ‖ 21. *γὰρ*] *δὲ* M^b ‖ *ἐπιστήμην* ante *πολιτικὴν* add. L^bO^b ‖ 23. *δ᾽* M^b ‖ 24. *τὸ* ante *εὐθὺ* add. L^bO^b ‖ *τὸ αὐτὸ* K^b.

(VII)

πάντες ἂν εἴποιεν, φρόνιμον δὲ ἕτερον· τὰ γὰρ περὶ αὑτὸν ἕκαστα τὸ εὖ θεωροῦν φαῖεν ἂν εἶναι φρόνιμον, καὶ τούτῳ ἐπιτρέψει αὐτά. διὸ καὶ τῶν θηρίων ἔνια φρόνιμά φασιν εἶναι, ὅσα περὶ τὸν αὑτῶν βίον ἔχοντα φαίνεται δύναμιν προνοητικήν. φανερὸν δὲ καὶ ὅτι οὐκ ἂν εἴη ἡ σοφία καὶ ἡ πολιτικὴ ἡ αὐτή· εἰ γὰρ τὴν περὶ τὰ ὠφέλιμα τὰ αὑτοῖς ἐροῦσιν σοφίαν, πολλαὶ ἔσονται σοφίαι· οὐ γὰρ μία περὶ τὸ ἁπάντων ἀγαθὸν τῶν ζῴων, ἀλλ' ἑτέρα περὶ ἕκαστον, εἰ μὴ καὶ ἰατρικὴ μία περὶ πάντων τῶν ὄντων. εἰ δ' ὅτι βέλτιστον ἄνθρωπος τῶν ἄλλων ζῴων, οὐδὲν διαφέρει· καὶ γὰρ ἀνθρώπου ἄλλα πολὺ
1141b θειότερα τὴν φύσιν, οἷον φανερώτατά γε ἐξ ὧν ὁ κόσμος συνέστηκεν. ἐκ δὴ τῶν εἰρημένων δῆλον ὅτι ἡ σοφία ἐστὶν 5
καὶ ἐπιστήμη καὶ νοῦς τῶν τιμιωτάτων τῇ φύσει. διὸ Ἀναξαγόραν καὶ Θαλῆν καὶ τοὺς τοιούτους σοφοὺς μὲν φρονίμους δ' οὔ φασιν εἶναι, ὅταν ἴδωσιν ἀγνοοῦντας τὰ συμφέροντα ἑαυτοῖς, καὶ περιττὰ μὲν καὶ θαυμαστὰ καὶ χαλεπὰ καὶ δαιμόνια εἰδέναι αὐτούς φασιν, ἄχρηστα δ', ὅτι οὐ τὰ ἀνθρώπινα ἀγαθὰ ζητοῦσιν. ἡ δὲ φρόνησις περὶ τὰ 6
ἀνθρώπινα καὶ περὶ ὧν ἔστιν βουλεύσασθαι· τοῦ γὰρ φρονίμου μάλιστα τοῦτο ἔργον εἶναί φαμεν, τὸ εὖ βουλεύεσθαι, βουλεύεται δὲ οὐδεὶς περὶ τῶν ἀδυνάτων ἄλλως ἔχειν, οὐδ' ὅσων μὴ τέλος τι ἔστιν, καὶ τοῦτο πρακτὸν ἀγαθόν. ὁ δ' ἁπλῶς εὔβουλος ὁ τοῦ ἀρίστου ἀνθρώπῳ τῶν πρακτῶν στο-

25. τὰ γὰρ περὶ αὑτὸν Coraes: τὸ γὰρ περὶ αὑτὸ codd. || 26. τὸ εὖ $K^b L^b O^b$: εὖ M^b || φαῖεν ἂν] φησὶν K^b, φαῖεν $L^b M^b O^b$, φασὶν Busse || ἐπιτρέψει K^b: ἐπιτρέψειεν $L^b O^b$, ἐπιτρέψειαν M^b, ἐπιτρέψαι Busse || 27. αὐτά] ἑαυτοὺς M^b || φησὶν K^b || 29. δὴ Luthe || καὶ ὅτι] ὅτι $L^b O^b$ || 33. τῶν ὄντων] τούτων Coraes, secl. Muretus || 1141b, 1. τὰ post οἷον add. L^b || 2. ἐκ — 3. φύσει secl. Ramsauer || 8 sqq. ἡ δὲ κ. τ. λ. verbis haud bene repeti quae iam 1140a, 25 sqq. exposita sunt monet Rassow || 13. ὁ om. K^b.

(VII)
7 χαστικὸς κατὰ τὸν λογισμόν. οὐδ' ἐστὶν ἡ φρόνησις τῶν
καθόλου μόνον, ἀλλὰ δεῖ καὶ τὰ καθ' ἕκαστα γνωρίζειν·
πρακτικὴ γάρ, ἡ δὲ πρᾶξις περὶ τὰ καθ' ἕκαστα. διὸ καὶ
ἔνιοι οὐκ εἰδότες ἑτέρων εἰδότων πρακτικώτεροι καὶ ἐν τοῖς
ἄλλοις, οἱ ἔμπειροι· εἰ γὰρ εἰδείη ὅτι τὰ κοῦφα εὔπεπτα
κρέα καὶ ὑγιεινά, ποῖα δὲ κοῦφα ἀγνοοῖ, οὐ ποιήσει ὑγί-
ειαν, ἀλλ' ὁ εἰδὼς ὅτι τὰ ὀρνίθεια [κοῦφα καὶ] ὑγιεινὰ
ποιήσει μᾶλλον. ἡ δὲ φρόνησις πρακτική· ὥστε δεῖ ἄμφω
ἔχειν, ἢ ταύτην μᾶλλον. εἴη δ' ἄν τις καὶ ἐνταῦθα ἀρχι-
VIII τεκτονική. ἔστιν δὲ καὶ ἡ πολιτικὴ καὶ ἡ φρόνησις ἡ αὐτὴ
2 μὲν ἕξις, τὸ μέντοι εἶναι οὐ ταὐτὸν αὐταῖς. τῆς δὲ περὶ
πόλιν ἣ μὲν ὡς ἀρχιτεκτονικὴ [φρόνησις] νομοθετική, ἣ δὲ
ὡς ** τὰ καθ' ἕκαστα τὸ κοινὸν ἔχει ὄνομα, πολιτική· αὕτη
δὲ πρακτικὴ καὶ βουλευτική· τὸ γὰρ ψήφισμα πρακτὸν
ὡς τὸ ἔσχατον. διὸ πολιτεύεσθαι τούτους μόνον λέγουσιν·
3 μόνοι γὰρ πράττουσιν οὗτοι ὥσπερ οἱ χειροτέχναι. δοκεῖ
δὲ καὶ φρόνησις μάλιστ' εἶναι ἡ περὶ αὐτὸν καὶ ἕνα. καὶ
ἔχει αὕτη τὸ κοινὸν ὄνομα, φρόνησις· ἐκείνων δὲ ἣ μὲν
οἰκονομία ἣ δὲ νομοθεσία ἣ δὲ πολιτική, καὶ ταύτης ἣ
4 μὲν βουλευτικὴ ἣ δὲ δικαστική. εἶδος μὲν οὖν τι ἂν εἴη 9
γνώσεως τὸ αὑτῷ εἰδέναι· ἀλλ' ἔχει διαφορὰν πολλήν.

19. ἀγνοεῖ $L^b M^b O^b$ ‖ 20. κοῦφα καὶ secl. Trendelenburg, κρέα καὶ coni. Rassow ‖ 21. ἡ — 1142a, 11. σκεπτέον secl. Rassow ‖ 22. εἴη — ἀρχιτεκτονική secl. Ramsauer ‖ 23. ἔστιν — 1142a, 11. σκεπτέον secl. Chandler (Miscell. emend. and suggest. London 1866) ‖ καὶ ἡ ante φρόνησις om. K^b ‖ 25. φρόνησις secl. Scaliger ‖ 26. πράττουσα post ὡς addi vult Ramsauer ‖ ἡ αὐτὴ Muretus ‖ 27. καὶ om. $K^b L^b$ ‖ 28. ἕκαστον K^b ‖ μόνους L^b ‖ 30. καὶ ἡ φρόνησις $L^b O^b$ ‖ 33. δικαστική] στοχαστική K^b ‖ 34. γνώσεως] φρονήσεως varia lectio apud Eustratium ‖ τὸ] τὸ τὰ $L^b M^b$ ‖ αὑτοῦ M^b et, ut videtur pr. K^b, sed m. 1 corr. αὐτῶι, m. 2 corr. αὐτὸν.

(VIII)

1142a καὶ δοκεῖ ὁ τὰ περὶ αὑτὸν εἰδὼς καὶ διατρίβων φρόνιμος εἶναι, οἱ δὲ πολιτικοὶ πολυπράγμονες· διὸ Εὐριπίδης (Philoct.)

πῶς δ' ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως
ἐν τοῖσι πολλοῖς ἠριθμημένῳ στρατοῦ
ἴσον μετασχεῖν;
τοὺς γὰρ περισσοὺς καί τι πράσσοντας πλέον..

ζητοῦσι γὰρ τὸ αὑτοῖς ἀγαθόν, καὶ οἴονται τοῦτο δεῖν πράττειν. ἐκ ταύτης οὖν τῆς δόξης ἐλήλυθεν τὸ τούτους φρονίμους εἶναι· καίτοι ἴσως οὐκ ἔστιν τὸ αὑτοῦ εὖ ἄνευ οἰκονομίας οὐδ' ἄνευ πολιτείας, ἔτι δὲ τὰ αὑτοῦ πῶς δεῖ διοικεῖν, ἄδηλον καὶ σκεπτέον. σημεῖον δ' ἐστὶ τοῦ εἰρημένου 5
καὶ διότι γεωμετρικοὶ μὲν νέοι καὶ μαθηματικοὶ γίνονται καὶ σοφοὶ τὰ τοιαῦτα, φρόνιμος δ' οὐ δοκεῖ γίνεσθαι. αἴτιον δ' ὅτι καὶ τῶν καθ' ἕκαστά ἐστιν ἡ φρόνησις, ἃ γίνεται γνώριμα ἐξ ἐμπειρίας, νέος δὲ ἔμπειρος οὐκ ἔστιν (πλῆθος γὰρ χρόνου ποιεῖ τὴν ἐμπειρίαν)· ἐπεὶ καὶ τοῦτ' ἄν τις σκέ- 6
ψαιτο, διὰ τί δὴ μαθηματικὸς μὲν παῖς γένοιτ' ἄν, σοφὸς δ' ἢ φυσικὸς οὔ. ἢ ὅτι τὰ μὲν δι' ἀφαιρέσεώς ἐστιν, τῶν δ' αἱ ἀρχαὶ ἐξ ἐμπειρίας· καὶ τὰ μὲν οὐ πιστεύουσιν οἱ νέοι ἀλλὰ λέγουσιν, τῶν δὲ τὸ τί ἐστιν οὐκ ἄδηλον; ἔτι 7
ἡ ἁμαρτία ἢ περὶ τὸ καθόλου ἐν τῷ βουλεύσασθαι ἢ περὶ τὸ καθ' ἕκαστον· ἢ γὰρ ὅτι πάντα τὰ βαρύσταθμα ὕδατα φαῦλα, ἢ ὅτι τοδὶ βαρύσταθμον. ὅτι δ' ἡ φρόνησις οὐκ 8
ἐπιστήμη, φανερόν· τοῦ γὰρ ἐσχάτου ἐστίν, ὥσπερ εἴρηται·

1142a, 1. διατρίβων φρόνιμος om. K^b ‖ 2. φιλοπράγμονες L^bO^b ‖ 4. ἠριθμημένον K^b ‖ 5. ἴσων M^b, ἴσου L^b, ἴσω rc. K^b ‖ 8. τούτους] περὶ τοὺς M^b ‖ 9. εἶναι om. K^b ‖ τὸ] τὸ τὰ M^b ‖ εὖ K^b: εἰδέναι M^b, om. L^bO^b ‖ 14. καὶ om. M^b ‖ 16. γὰρ] δὲ K^b ‖ 17. δήποτε L^bO^b ‖ 20. οὐκ om. M^b et pr. K^b ‖ ἔτι — 23. βαρύσταθμον secl. Susemihl ‖ 21. τὸ] τὰ ex τὸ K^b (m. 1) ‖ βουλεύεσθαι K^b ‖ 23. τοδὶ] τοδὶ τὸ K^bM^b.

(VIII)
9 τὸ γὰρ πρακτὸν τοιοῦτον. ἀντίκειται μὲν δὴ τῷ νῷ· ὁ μὲν γὰρ νοῦς τῶν ὅρων, ὧν οὐκ ἔστιν λόγος, ἡ δὲ τοῦ ἐσχάτου, οὗ οὐκ ἔστιν ἐπιστήμη ἀλλ' αἴσθησις, οὐχ ἡ τῶν ἰδίων, ἀλλ' οἵᾳ αἰσθανόμεθα ὅτι τὸ ἐν τοῖς μαθηματικοῖς ἔσχατον τρίγωνον· στήσεται γὰρ κἀκεῖ. ἀλλ' αὕτη μᾶλλον αἴσθησις ἢ φρόνησις, ἐκείνης δὲ ἄλλο εἶδος. **.

IX ** τὸ ζητεῖν δὲ καὶ τὸ βουλεύεσθαι διαφέρει· τὸ γὰρ βουλεύεσθαι ζητεῖν τι ἐστίν. — δεῖ δὲ λαβεῖν καὶ περὶ εὐβουλίας τί ἐστιν, πότερον ἐπιστήμη τις ἢ δόξα ἢ εὐστοχία ἢ
2 ἄλλο τι γένος. ἐπιστήμη μὲν δὴ οὐκ ἔστιν (οὐ γὰρ ζητοῦσι περὶ ὧν ἴσασιν, ἡ δ' εὐβουλία βουλή τις, ὁ δὲ βουλευόμε- 1142b
νος ζητεῖ καὶ λογίζεται)· ἀλλὰ μὴν οὐδ' εὐστοχία. ἄνευ τε γὰρ λόγου καὶ ταχύ τι ἡ εὐστοχία, βουλεύονται δὲ πολὺν χρόνον, καὶ φασὶ πράττειν μὲν δεῖν ταχὺ τὰ βου-
3 λευθέντα, βουλεύεσθαι δὲ βραδέως. ἔτι ἡ ἀγχίνοια ἕτερον καὶ ἡ εὐβουλία· ἔστιν δὲ εὐστοχία τις ἡ ἀγχίνοια. οὐδὲ δὴ δόξα ἡ εὐβουλία οὐδεμία. ἀλλ' ἐπεὶ ὁ μὲν κακῶς βουλευόμενος ἁμαρτάνει, ὁ δ' εὖ ὀρθῶς βουλεύεται, δῆλον ὅτι ὀρθότης τις ἡ εὐβουλία ἐστίν, οὔτε ἐπιστήμης δὲ οὔτε δόξης.

25. ἀντίκειται] ἀντιληπτικὸν Kᵇ ‖ 27. οὗ om. KᵇMᵇ ‖ 28. οἵᾳ] οἵα ἦι KᵇMᵇ ‖ ἐν τοῖς μαθηματικοῖς secl. Bywater ‖ 30 sq. „periisse mihi videntur et finis noni capitis et initium sequentis, h. e. et melior rectiorque earum rerum expositio, quae nunc in verbis post hanc iacturam ab aliena manu interpositis 1143b, 1. καὶ ὁ — 5. νοῦς et 9. διὸ — 11. τούτων confuse ac perperam tractantur, et alia, cuius clausula olim fuerunt verba 31. τὸ ζητεῖν — 32. ἐστίν, quorum nunc frustra, id quod monuit Rassovius, quaerimus ullam cum antecedentibus cohaerentiam" Susemihl ‖ 32. καὶ om. KᵇMᵇ ‖ 1142b, 8. βουλεύεται] ἐργάζεται Coraes ‖ 9. τις post εὐβουλία KᵇMᵇ ‖ δὲ om. KᵇMᵇ.

(IX)
ἐπιστήμης μὲν γὰρ οὐκ ἔστιν ὀρθότης (οὐδὲ γὰρ ἁμαρτία),
δόξης δ' ὀρθότης ἀλήθεια· ἅμα δὲ καὶ ὥρισται ἤδη πᾶν οὗ
δόξα ἔστιν. ἀλλὰ μὴν οὐδ' ἄνευ λόγου ἡ εὐβουλία. διανοίας
ἄρα λείπεται. αὕτη γὰρ οὔπω φάσις. καὶ γὰρ ἡ δόξα
οὐ ζήτησις ἀλλὰ φάσις τις ἤδη, ὁ δὲ βουλευόμενος, ἐάν
τε εὖ ἐάν τε καὶ κακῶς βουλεύηται, ζητεῖ τι καὶ λογίζεται.
ἀλλ' ὀρθότης τίς ἐστιν ἡ εὐβουλία βουλῆς. διὸ ἡ βουλὴ ζη- 4
τητέα πρῶτον τί καὶ περὶ τί. ἐπεὶ δ' ἡ ὀρθότης πλεοναχῶς,
δῆλον ὅτι οὐ πᾶσα. ὁ γὰρ ἀκρατὴς καὶ ὁ φαῦλος ὃ προ-
τίθεται ἰδεῖν ἐκ τοῦ λογισμοῦ τεύξεται, ὥστε ὀρθῶς ἔσται
βεβουλευμένος, κακὸν δὲ μέγα εἰληφώς· δοκεῖ δὲ ἀγαθόν
τι τὸ εὖ βεβουλεῦσθαι. ἡ γὰρ τοιαύτη ὀρθότης βουλῆς εὐ-
βουλία, ἡ ἀγαθοῦ τευκτική. ἀλλ' ἔστιν καὶ τούτου ψευδεῖ 5
συλλογισμῷ τυχεῖν, καὶ ὃ μὲν δεῖ ποιῆσαι τυχεῖν, δι'
οὗ δὲ οὔ, ἀλλὰ ψευδῆ τὸν μέσον ὅρον εἶναι· ὥστε οὐδ'
αὕτη πω εὐβουλία, καθ' ἣν οὗ δεῖ μὲν τυγχάνει, οὐ μέν-
τοι δι' οὗ ἔδει. ἔτι ἔστιν πολὺν χρόνον βουλευόμενον τυχεῖν, 6
τὸν δὲ ταχύ. οὐκοῦν οὐδ' ἐκείνη πω εὐβουλία, ἀλλ' ὀρθό-
της ἡ κατὰ τὸ ὠφέλιμον, καὶ οὗ δεῖ καὶ ὡς καὶ ὅτε. ἔτι 7
ἔστιν καὶ ἁπλῶς εὖ βεβουλεῦσθαι καὶ πρός τι τέλος. ἣ μὲν
δὴ ἁπλῶς ἡ πρὸς τὸ τέλος τὸ ἁπλῶς κατορθοῦσα, τὶς δὲ
ἡ πρός τι τέλος. εἰ δὴ τῶν φρονίμων τὸ εὖ βεβουλεῦ-
σθαι, ἡ εὐβουλία εἴη ἂν ὀρθότης ἡ κατὰ τὸ συμφέρον πρός
τι τέλος, οὗ ἡ φρόνησις ἀληθὴς ὑπόληψις ἐστίν.

11 ἔστι δὲ καὶ ἡ σύνεσις καὶ ἡ εὐσυνεσία, καθ' ἃς λέ- X

12. ἀλλὰ — 13. φάσις secl. Gifanius ‖ 15. τε καὶ] τε $L^b O^b$ ‖ 16. διὸ — 17. περὶ τί secl. Rassow ‖ 18. ὃ] οὗ Rassow ‖ 19. ἰδεῖν corruptum: τυχεῖν Rassow, δεῖν Γ. An, εἰ δεινός,? cf. 1144a, 23 sq. et praef. ‖ 21. εἶναι post τι add. $L^b O^b$ ‖ γὰρ] ἄρα Spengel ‖ 23. ante δι' add. τούτου $L^b O^b$ ‖ 25. πω K^b: πως ‖ 30. τὶς δὲ $K^b M^b$: ἡ δέ τις $L^b O^b$ ‖ 31. βουλεύεσθαι $K^b O^b$ ‖ 32. ἡ ante κατὰ om. K^b ‖ πρὸς τὸ τέλος K^b ‖ 33. οὗ ἡ] ἡ ου K^b ‖ 34. εὐσυνεσία H. Stephanus: ἀσυνεσία.

(X)
γομεν συνετοὺς καὶ εὐσυνέτους, οὔτε ὅλως τὸ αὐτὸ ἐπιστήμῃ 1143a
ἢ δόξῃ (πάντες γὰρ ἂν ἦσαν συνετοί) οὔτε τις μία τῶν
κατὰ μέρος ἐπιστημῶν, οἷον ἡ ἰατρικὴ περὶ ὑγιεινῶν, ἡ γεω-
μετρία περὶ μεγέθη· οὔτε γὰρ περὶ τῶν ἀεὶ ὄντων καὶ
ἀκινήτων ἡ σύνεσίς ἐστιν οὔτε περὶ τῶν γινομένων ὁτουοῦν,
ἀλλὰ περὶ ὧν ἀπορήσειεν ἄν τις καὶ βουλεύσαιτο. διὸ περὶ
τὰ αὐτὰ μὲν τῇ φρονήσει ἐστίν, οὐκ ἔστιν δὲ τὸ αὐτὸ σύνεσις
2 καὶ φρόνησις. ἡ μὲν γὰρ φρόνησις ἐπιτακτική ἐστιν (τί γὰρ
δεῖ πράττειν ἢ μή, τὸ τέλος αὐτῆς ἐστὶν), ἡ δὲ σύνεσις
κριτικὴ μόνον (ταὐτὸ γὰρ σύνεσις καὶ εὐσυνεσία καὶ συ-
3 νετοὶ καὶ εὐσύνετοι). ἔστιν δ' οὔτε τὸ ἔχειν τὴν φρόνησιν οὔτε
τὸ λαμβάνειν ἡ σύνεσις· ἀλλ' ὥσπερ τὸ μανθάνειν λέγε-
ται συνιέναι, ὅταν χρῆται τῇ ἐπιστήμῃ, οὕτως ἐν τῷ χρῆ-
σθαι τῇ δόξῃ [ἐπὶ] τὸ κρίνειν περὶ τούτων περὶ ὧν ἡ φρό-
νησίς ἐστιν, ἄλλου λέγοντος, καὶ κρίνειν καλῶς· τὸ γὰρ εὖ
4 τῷ καλῶς τὸ αὐτό. καὶ ἐντεῦθεν ἐλήλυθεν τοὔνομα ἡ σύ-
νεσις, καθ' ἣν εὐσύνετοι, ἐκ τῆς ἐν τῷ μανθάνειν· λέγομεν
γὰρ τὸ μανθάνειν συνιέναι πολλάκις.

XI ἡ δὲ καλουμένη γνώμη, καθ' ἣν εὐγνώμονας καὶ
ἔχειν φαμὲν γνώμην, ἡ τοῦ ἐπιεικοῦς ἐστιν κρίσις ὀρθή.
σημεῖον δέ· τὸν γὰρ ἐπιεικῆ μάλιστά φαμεν εἶναι συγ-
γνωμονικόν, καὶ ἐπιεικὲς τὸ ἔχειν περὶ ἔνια συγγνώμην.

1143a, 1. εὐσυνέτους H. Stephanus: ἀσυνέτους ‖ οὔτε — 10. μόνον post 11. εὐσύνετοι traicienda esse censet Spengel ‖ 3. ἡ post οἷον om. L^b ‖ 3. ὑγιεινῶν] ὑγιεινῶν γὰρ ἂν ἦν $L^b M^b O^b$ ‖ ἡ K^b: ἢ ‖ 4. μεγέθους L^b ‖ 5. ὁτωοῦν $L^b O^b$ ‖ 10. γὰρ] δὲ Gifanius ‖ καὶ συνετοὶ om. K^b ‖ ante συνετοὶ add. γὰρ οἱ L^b ‖ 11. δὴ Susemihl ‖ 11 et 12. τῶ $L^b M^b$ ‖ 14. ἐπὶ secl. Thurot ‖ τῷ Coraes ‖ 19. συγγνώμονας $K^b M^b$ ‖ 22. ἐπιεικοῦς Spengel ‖ ἔνια] ἕκαστα varia lectio apud Eustratium.

ἡ δὲ συγγνώμη γνώμη ἐστὶν κριτικὴ τοῦ ἐπιεικοῦς ὀρθή. (XI)
ὀρθὴ δ' ἡ τοῦ ἀληθοῦς.

12 εἰσὶν δὲ πᾶσαι αἱ ἕξεις εὐλόγως εἰς ταὐτὸ τείνουσαι· 2
λέγομεν γὰρ γνώμην καὶ σύνεσιν καὶ φρόνησιν καὶ νοῦν
ἐπὶ τοὺς αὐτοὺς ἐπιφέροντες γνώμην ἔχειν καὶ νοῦν ἤδη
καὶ φρονίμους καὶ συνετούς· πᾶσαι γὰρ αἱ δυνάμεις αὗται
τῶν ἐσχάτων εἰσὶν καὶ τῶν καθ' ἕκαστον, καὶ ἐν μὲν τῷ
κριτικὸς εἶναι περὶ ὧν ὁ φρόνιμος, συνετὸς καὶ εὐγνώμων
ἢ συγγνώμων· τὰ γὰρ ἐπιεικῆ κοινὰ τῶν ἀγαθῶν ἁπάν-
των ἐστὶν ἐν τῷ πρὸς ἄλλον. ἔστιν δὲ τῶν καθ' ἕκαστα καὶ 3
τῶν ἐσχάτων ἅπαντα τὰ πρακτά· καὶ γὰρ τὸν φρόνιμον
δεῖ γινώσκειν αὐτά, καὶ ἡ σύνεσις καὶ ἡ γνώμη περὶ τὰ
πρακτά, ταῦτα δ' ἔσχατα. καὶ ὁ νοῦς τῶν ἐσχάτων ἐπ' 4
ἀμφότερα· καὶ γὰρ τῶν πρώτων ὅρων καὶ τῶν ἐσχάτων
νοῦς ἔστι καὶ οὐ λόγος, καὶ ὁ μὲν κατὰ τὰς ἀποδείξεις
τῶν ἀκινήτων ὅρων καὶ πρώτων, ὁ δ' ἐν ταῖς πρακτικαῖς
τοῦ ἐσχάτου καὶ ἐνδεχομένου καὶ τῆς ἑτέρας προτάσεως.
ἀρχαὶ γὰρ τοῦ οὗ ἕνεκα αὗται· ἐκ τῶν καθ' ἕκαστα γὰρ
τὸ καθόλου· τούτων οὖν ἔχειν δεῖ αἴσθησιν, αὕτη δ' ἐστὶ νοῦς. 5
διὸ καὶ φυσικὰ δοκεῖ εἶναι ταῦτα, καὶ φύσει σοφὸς μὲν
οὐδείς, γνώμην δ' ἔχειν καὶ σύνεσιν καὶ νοῦν. σημεῖον δ' 6

23. δὴ Trendelenburg ‖ συγγνώμη secl. Trendelenburg ‖ ὀρθή om. K^b ‖ 24. ἀληθῶς Trendelenburg ‖ 27. ἤδη δὲ καὶ M^b, ἢ δὴ καὶ Spengel, δὴ καὶ Zell, εἶναι δὲ καὶ Coraes ‖ 33. ἁπάντων K^bM^b ‖ τὰ πρακτά secl. Ramsauer ‖ 1143b, 1. καὶ ante ὁ om. L^bO^b ‖ καὶ — 5. νοῦς secl. Susemihl ‖ ὁ] ὁ λόγος K^b ‖ 3. ἐσχάτου] τρίτου K^b ‖ ἐνδεχομένου καὶ ἄλλως ἔχειν καὶ Rassow ‖ 4. οὗ om. K^b ‖ ἐκ — 5. καθόλου secl. Zeller ‖ 5. τὸ] τὰ K^b ‖ οὖν] δὲ M^b, om. K^b ‖ 6. διὸ — 9. οὔσης post 11. τούτων tri. Rassow ‖ 7. ἔχει M^bO^b.

(XI) ὅτι καὶ ταῖς ἡλικίαις οἰόμεθα ἀκολουθεῖν, καὶ ἥδε ἡ ἡλικία νοῦν ἔχει καὶ γνώμην, ὡς τῆς φύσεως αἰτίας οὔσης. διὸ καὶ ἀρχὴ καὶ τέλος νοῦς· ἐκ τούτων γὰρ αἱ ἀποδείξεις καὶ περὶ τούτων. ὥστε δεῖ προσέχειν τῶν ἐμπείρων καὶ πρεσβυτέρων ἢ φρονίμων ταῖς ἀναποδείκτοις φάσεσι καὶ δόξαις οὐχ ἧττον τῶν ἀποδείξεων· διὰ γὰρ τὸ ἔχειν ἐκ τῆς ἐμπειρίας ὄμμα ὁρῶσιν ὀρθῶς.

7 τί μὲν οὖν ἐστιν ἡ φρόνησις καὶ ἡ σοφία, καὶ περὶ τίνα ἑκατέρα τυγχάνει οὖσα, καὶ ὅτι ἄλλου τῆς

XII ψυχῆς μορίου ἀρετὴ ἑκατέρα, εἴρηται· διαπορήσειε δ' ἄν τις περὶ αὐτῶν τί χρήσιμοι εἰσίν. ἡ μὲν γὰρ σοφία οὐθὲν θεωρεῖ ἐξ ὧν ἔσται εὐδαίμων ἄνθρωπος (οὐδεμιᾶς γάρ ἐστιν γενέσεως), ἡ δὲ φρόνησις τοῦτο μὲν ἔχει, ἀλλὰ τίνος ἕνεκα δεῖ αὐτῆς, εἴπερ ἡ μὲν φρόνησίς ἐστιν περὶ τὰ δίκαια καὶ καλὰ καὶ ἀγαθὰ ἀνθρώπῳ, ταῦτα δ' ἐστὶν ἃ τοῦ ἀγαθοῦ ἐστιν ἀνδρὸς πράττειν, οὐθὲν δὲ πρακτικώτεροι τῷ εἰδέναι αὐτά ἐσμεν, εἴπερ ἕξεις αἱ ἀρεταί εἰσιν, ὥσπερ οὐδὲ τὰ ὑγιεινὰ οὐδὲ τὰ εὐεκτικά, ὅσα μὴ τῷ ποιεῖν ἀλλὰ τῷ ἀπὸ τῆς ἕξεως εἶναι λέγεται. οὐθὲν γὰρ πρακτικώτεροι τῷ ἔχειν τὴν ἰατρικὴν καὶ γυμνα-

2 στικήν ἐσμεν. εἰ δὲ μὴ τούτων χάριν φρόνιμον θετέον ἀλλὰ τοῦ γίνεσθαι, τοῖς οὖσι σπουδαίοις οὐθὲν ἂν εἴη χρήσιμος, ἔτι δ' οὐδὲ τοῖς μὴ ἔχουσιν· οὐδὲν γὰρ διοίσει αὐτοὺς ἔχειν ἢ ἄλλοις ἔχουσι πείθεσθαι, ἱκανῶς τ' ἔχοι ἂν ἡμῖν ὥσπερ

9. διὸ — 11. τούτων secl. Susemihl ‖ 10. αἱ om. K^b ‖ 14. ante ὄμμα epitheton excidisse suspicatur Thurot ‖ ὀρθῶς] ἀρχάς K^bM^b ‖ 16. τίνα] τί K^bM^b ‖ 19. θεωρήσει K^bM^b ‖ 21. ἡ ante περὶ add. $K^bM^bO^b$, om. L^b ‖ 27. τὸ pr. K^b ‖ 28. θετέον] ῥητέον K^bL^b ‖ 29. χρήσιμον K^bL^b ‖ 30. μὴ οὖσιν Argyropylos, μέλλουσιν Imelmann ‖ αὐτοῖς K^bM^b.

(XII)

καὶ περὶ τὴν ὑγίειαν· βουλόμενοι γὰρ ὑγιαίνειν ὅμως οὐ
μανθάνομεν ἰατρικήν. πρὸς δὲ τούτοις ἄτοπον ἂν εἶναι δό- 3
ξειεν, εἰ χείρων τῆς σοφίας οὖσα κυριωτέρα αὐτῆς ἔσται·
ἡ γὰρ ποιοῦσα ἄρχει καὶ ἐπιτάττει περὶ ἕκαστον. περὶ δὴ
τούτων λεκτέον· νῦν μὲν γὰρ ἠπόρηται περὶ αὐτῶν μόνον.
1144a πρῶτον μὲν οὖν λέγομεν ὅτι καθ' αὑτὰς ἀναγκαῖον αἱ- 4
ρετὰς αὐτὰς εἶναι, ἀρετάς γ' οὔσας ἑκατέραν ἑκατέρου τοῦ μορίου,
καὶ εἰ μὴ ποιοῦσι μηδὲν μηδετέρα αὐτῶν. ἔπειτα καὶ ποιοῦσι 5
μέν, οὐχ ὡς ἰατρικὴ δὲ ὑγίειαν, ἀλλ' ὡς ἡ ὑγίεια, οὕτως
ἡ σοφία εὐδαιμονίαν· μέρος γὰρ οὖσα τῆς ὅλης ἀρετῆς
τῷ ἔχεσθαι ποιεῖ καὶ τῷ ἐνεργεῖν εὐδαίμονα. ἔτι τὸ ἔργον 6
ἀποτελεῖται κατὰ τὴν φρόνησιν καὶ τὴν ἠθικὴν ἀρετήν· ἡ
μὲν γὰρ ἀρετὴ τὸν σκοπὸν ποιεῖ ὀρθόν, ἡ δὲ φρόνησις τὰ
πρὸς τοῦτον. τοῦ δὲ τετάρτου μορίου τῆς ψυχῆς οὐκ ἔστιν
ἀρετὴ τοιαύτη, τοῦ θρεπτικοῦ· οὐδὲν γὰρ ἐπ' αὐτῷ πράτ-
τειν ἢ μὴ πράττειν. περὶ δὲ τοῦ μηθὲν εἶναι πρακτικωτέ- 7
ρους διὰ τὴν φρόνησιν τῶν καλῶν καὶ δικαίων, μικρὸν ἄνω-
θεν ἀρκτέον, λαβόντας ἀρχὴν ταύτην. ὥσπερ γὰρ καὶ τὰ
δίκαια λέγομεν πράττοντάς τινας οὔπω δικαίους εἶναι, οἷον
τοὺς τὰ ὑπὸ τῶν νόμων τεταγμένα ποιοῦντας ἢ ἄκοντας
ἢ δι' ἄγνοιαν ἢ δι' ἕτερόν τι καὶ μὴ δι' αὐτά (καίτοι πράτ-
τουσί γε ἃ δεῖ καὶ ὅσα χρὴ τὸν σπουδαῖον), οὕτως, ὡς
ἔοικεν, ἔστι τὸ πῶς ἔχοντα πράττειν ἕκαστα ὥστ' εἶναι ἀγα-
θόν, λέγω δ' οἷον διὰ προαίρεσιν καὶ αὐτῶν ἕνεκα τῶν
πραττομένων. τὴν μὲν οὖν προαίρεσιν ὀρθὴν ποιεῖ ἡ ἀρετή, 8

35. ἡ] οὐ M^b, καὶ Thomas ‖ ποιοῦσα] οὖσα σπουδαιοτάτη Ramsauer, διοικοῦσα Thomas ‖ 36. μὲν om. M^b ‖ 1144a, 1. λέγωμεν K^b ‖ 2. ἑκατέραν] ἑκατέρας K^b ‖ 3. ποιουσῶν K^b ‖ 4. ὡς ἡ ἰατρικὴ K^b ‖ 6. τῷ ἐνεργεῖν] ἐνεργείᾳ K^b, ἐνεργεῖ O^b ‖ καὶ ἐνεργείᾳ εὐδαιμονίαν Busse. An καὶ (vel καὶ τὸ) ἐνεῖναι εὐδαιμονίαν? ‖ εὐδαιμονία K^b, εὐδαιμονίαν L^bO^b, τὸν εὐδαίμονα M^b ‖ 14. λέγομεν om. L^bO^b ‖ οἷον] οἳ pr. K^b ‖ 18. ἔστι — 19. αὐτῶν om. K^b.

(XII)
τὸ δ' ὅσα ἐκείνης ἕνεκα πέφυκε πράττεσθαι οὐκ ἔστιν τῆς
ἀρετῆς ἀλλ' ἑτέρας δυνάμεως. λεκτέον δ' ἐπιστήσασι σα-
9 φέστερον περὶ αὐτῶν. ἔστιν δή τις δύναμις ἣν καλοῦσι δει-
νότητα· αὕτη δ' ἐστὶν τοιαύτη ὥστε τὰ πρὸς τὸν ὑποτεθέντα
σκοπὸν συντείνοντα δύνασθαι ταῦτα πράττειν καὶ τυγχά-
νειν αὐτῶν. ἂν μὲν οὖν ὁ σκοπὸς ᾖ καλός, ἐπαινετή ἐστιν,
ἂν δὲ φαῦλος, πανουργία· διὸ καὶ τοὺς φρονίμους δεινοὺς
10 καὶ ⟨τοὺς⟩ πανούργους φαμὲν εἶναι. ἔστιν δ' ἡ φρόνησις οὐχ
ἡ δύναμις, ἀλλ' οὐκ ἄνευ τῆς δυνάμεως ταύτης. ἡ δὲ ἕξις τῷ
ὄμματι τούτῳ γίνεται τῆς ψυχῆς οὐκ ἄνευ ἀρετῆς, ὡς
εἴρηταί τε καὶ ἔστιν δῆλον· οἱ γὰρ συλλογισμοὶ τῶν πρα-
κτῶν ἀρχὴν ἔχοντές εἰσιν, ἐπειδὴ τοιόνδε τὸ τέλος καὶ τὸ
ἄριστον, ὁτιδήποτε ὄν· ἔστω γὰρ λόγου χάριν τὸ τυχόν.
τοῦτο δ' εἰ μὴ τῷ ἀγαθῷ, οὐ φαίνεται· διαστρέφει γὰρ ἡ
μοχθηρία καὶ διαψεύδεσθαι ποιεῖ περὶ τὰς πρακτικὰς ἀρ-
χάς. ὥστε φανερὸν ὅτι ἀδύνατον φρόνιμον εἶναι μὴ ὄντα
XIII ἀγαθόν. σκεπτέον δὴ πάλιν καὶ περὶ ἀρετῆς. καὶ γὰρ ἡ 1144b
ἀρετὴ παραπλησίως ἔχει, ὡς ἡ φρόνησις πρὸς τὴν δεινότητα
(οὐ ταὐτὸ μέν, ὅμοιον δέ), οὕτω καὶ ἡ φυσικὴ ἀρετὴ πρὸς
τὴν κυρίαν. πᾶσιν γὰρ δοκεῖ ἕκαστα τῶν ἠθῶν ὑπάρχειν
φύσει πως (καὶ γὰρ δίκαιοι καὶ σωφρονικοὶ καὶ ἀνδρεῖοι
καὶ τἆλλα ἔχομεν εὐθὺς ἐκ γενετῆς)· ἀλλ' ὅμως ζητοῦμεν

23. τις om. K^bM^b ‖ 25. ταῦτα secl. Spengel ‖ 26. αὐτοῦ Bywater ‖ 28. τοὺς add. Klein ‖ 29. δύναμις] δεινότης M^b, αὕτη ἡ δύναμις, ἡ δεινότης Heliodorus (legit igitur is quoque δύναμις) ‖ 31. τε om. K^bM^b ‖ 33. ἔστω — τυχόν secludenda vel certe τὸ τυχόν corrupta esse censet Ramsauer ‖ 1144b, 1. σκεπτέον — 1145a, 11. πόλει in suspicionem vocat Rassow ‖ καὶ γὰρ ἡ ἀρετὴ παραπλησίως] παραπλησίως γὰρ L^bO^b ‖ 6. ζητοῦμεν] ἡγούμεθ' Rassow.

(XIII)

*ἕτερόν τι τὸ κυρίως ἀγαθὸν καὶ τὰ τοιαῦτα ἄλλον τρόπον
ὑπάρχειν. καὶ γὰρ παισὶ καὶ θηρίοις αἱ φυσικαὶ ὑπάρ-
χουσιν ἕξεις, ἀλλ' ἄνευ νοῦ βλαβεραὶ φαίνονται οὖσαι.
πλὴν τοσοῦτον ἔοικεν ὁρᾶσθαι, ὅτι ὥσπερ σώματι ἰσχυρῷ
ἄνευ ὄψεως κινουμένῳ συμβαίνει σφάλλεσθαι ἰσχυρῶς διὰ
τὸ μὴ ἔχειν ὄψιν, οὕτω καὶ ἐνταῦθα· ἐὰν δὲ λάβῃ νοῦν,* 2
*ἐν τῷ πράττειν διαφέρει, ἡ δ' ἕξις ὁμοία οὖσα τότ' ἔσται
κυρίως ἀρετή. ὥστε καθάπερ ἐπὶ τοῦ δοξαστικοῦ δύο ἔστιν
εἴδη, δεινότης καὶ φρόνησις, οὕτως καὶ ἐπὶ τοῦ ἠθικοῦ δύο
ἔστιν, τὸ μὲν ἀρετὴ φυσικὴ τὸ δ' ἡ κυρία, καὶ τούτων ἡ
κυρία οὐ γίνεται ἄνευ φρονήσεως. διόπερ τινές φασιν πά-* 3
*σας τὰς ἀρετὰς φρονήσεις εἶναι, καὶ Σωκράτης τῇ μὲν
ὀρθῶς ἐζήτει τῇ δ' ἡμάρτανεν· ὅτι μὲν γὰρ φρονήσεις ᾤετο
εἶναι πάσας τὰς ἀρετάς, ἡμάρτανεν, ὅτι δ' οὐκ ἄνευ φρο-
νήσεως, καλῶς ἔλεγεν. σημεῖον δέ· καὶ γὰρ νῦν πάντες,* 4
*ὅταν ὁρίζωνται τὴν ἀρετήν, προστιθέασι τὴν ἕξιν, εἰπόντες
καὶ πρὸς ἅ ἐστιν, τὴν κατὰ τὸν ὀρθὸν λόγον· ὀρθὸς δ' ὁ
κατὰ τὴν φρόνησιν. ἐοίκασι δὴ μαντεύεσθαί πως ἅπαντες
ὅτι ἡ τοιαύτη ἕξις ἀρετή ἐστιν ἡ κατὰ τὴν φρόνησιν. δεῖ* 5
*δὲ μικρὸν μεταβῆναι· οὐ γὰρ μόνον ἡ κατὰ τὸν ὀρθὸν λό-
γον, ἀλλ' ἡ μετὰ τοῦ ὀρθοῦ λόγου ἕξις ἀρετή ἐστιν. ὀρθὸς
δὲ λόγος περὶ τῶν τοιούτων ἡ φρόνησις ἐστίν. Σωκράτης
μὲν οὖν λόγους τὰς ἀρετὰς ᾤετο εἶναι (ἐπιστήμας γὰρ εἶναι
πάσας), ἡμεῖς δὲ μετὰ λόγου. δῆλον οὖν ἐκ τῶν εἰρημένων* 6
*ὅτι οὐχ οἷόν τε ἀγαθὸν εἶναι κυρίως ἄνευ φρονήσεως, οὐδὲ
φρόνιμον ἄνευ τῆς ἠθικῆς ἀρετῆς. ἀλλὰ καὶ ὁ λόγος
ταύτῃ λύοιτ' ἄν, ᾧ διαλεχθείη τις ἂν ὅτι χωρίζονται ἀλ-*

7. post *τοιαῦτα* inseri vult *οἰόμεθα* vel *ἡγούμεθα* Thomas || 11. *διὰ* — 12. *ὄψιν* secl. Ramsauer || 12. *δὲ* om. K^b || 13. *ὁμοία οὖσα*] *οἷον ὄψιν λαβοῦσα* Ramsauer || 16. *φυσικὴ*] *ἠθικὴ* K^b || 26. *οὐ γὰρ*] *ἔστιν γὰρ οὐ* $K^b M^b O^b$ || 27. *ἐστιν* om. $M^b O^b$.

(XIII) λήλων αἱ ἀρεταί· οὐ γὰρ ὁ αὐτὸς εὐφυέστατος πρὸς ἁπάσας, ὥστε τὴν μὲν ἤδη τὴν δ' οὔπω εἰληφὼς ἔσται· τοῦτο γὰρ κατὰ μὲν τὰς φυσικὰς ἀρετὰς ἐνδέχεται, καθ' ἃς δὲ ἁπλῶς λέγεται ἀγαθός, οὐκ ἐνδέχεται· ἅμα γὰρ τῇ 1145 a

7 φρονήσει μιᾷ οὔσῃ πᾶσαι ὑπάρξουσιν. δῆλον δέ, κἂν εἰ μὴ πρακτικὴ ἦν, ὅτι ἔδει ἂν αὐτῆς διὰ τὸ τοῦ ** μορίου ἀρετὴν εἶναι, καὶ ὅτι οὐκ ἔσται ἡ προαίρεσις ὀρθὴ ἄνευ φρονήσεως οὐδ' ἄνευ ἀρετῆς· ἣ μὲν γὰρ τὸ τέλος ἣ δὲ

8 τὰ πρὸς τὸ τέλος ποιεῖ πράττειν. ἀλλὰ μὴν οὐδὲ κυρία γ' ἐστὶν τῆς σοφίας οὐδὲ τοῦ βελτίονος μορίου, ὥσπερ οὐδὲ τῆς ὑγιείας ἡ ἰατρική· οὐ γὰρ χρῆται αὐτῇ, ἀλλ' ὁρᾷ ὅπως γένηται· ἐκείνης οὖν ἕνεκα ἐπιτάττει, ἀλλ' οὐκ ἐκείνῃ. ἔτι ὅμοιον κἂν εἴ τις τὴν πολιτικὴν φαίη ἄρχειν τῶν θεῶν, ὅτι ἐπιτάττει περὶ πάντα τὰ ἐν τῇ πόλει.

H.

I H μετὰ δὲ ταῦτα λεκτέον, ἄλλην ποιησαμένους ἀρχήν, ὅτι τῶν περὶ τὰ ἤθη φευκτῶν τρία ἐστὶν εἴδη, κακία ἀκρασία θηριότης. τὰ δ' ἐναντία τοῖς μὲν δυσὶ δῆλα (τὸ μὲν γὰρ ἀρετὴν τὸ δ' ἐγκράτειαν καλοῦμεν)· πρὸς δὲ τὴν θηριότητα μάλιστα ἂν ἁρμόττοι λέγειν τὴν ὑπὲρ ἡμᾶς ἀρετήν, ἡρωικήν τινα καὶ θείαν, ὥσπερ Ὅμηρος περὶ Ἕκτορος πεποίηκεν λέγοντα τὸν Πρίαμον ὅτι σφόδρα ἦν ἀγαθός,

οὐδὲ ἐῴκει
ἀνδρός γε θνητοῦ πάις ἔμμεναι ἀλλὰ θεοῖο.

2 ὥστ' εἰ, καθάπερ φασίν, ἐξ ἀνθρώπων γίγνονται θεοὶ δι' ἀρε-

1145a, 2. οὔσῃ] ὑπαρχούσηι $K^b M^b$ ‖ ὑπάρχουσι $L^b O^b$ ‖ 3. ἂν om. $K^b M^b$ ‖ τοῦ ἑτέρου μορίου Spengel ‖ 6. τὰ om. K^b ‖ 8. ἡ om. $K^b M^b$ ‖ 9. ἐκείνῃ K^b ‖ οὖν] οὐ $K^b M^b$ ‖ 11. καὶ δὴ οὕτω ταῦτα post πόλει add. M^b ‖ 15. μετὰ — ἀρχήν] haec sexto libro dat K^b ‖ δὲ om. K^b ‖ 22. οὐδὲ] οὐ γὰρ M^b, οὐδὲ γὰρ $L^b O^b$ ‖ 23. θεῖοι $L^b M^b$.

(I)

τῆς ὑπερβολήν, τοιαύτη τις ἂν εἴη δῆλον ὅτι ἡ τῇ θηριώδει
ἀντιτιθεμένη ἕξις· καὶ γὰρ ὥσπερ οὐδὲ θηρίου ἔστιν κακία
οὐδ' ἀρετή, οὕτως οὐδὲ θεοῦ, ἀλλ' ἣ μὲν τιμιώτερον ἀρετῆς, ἣ
δ' ἕτερόν τι γένος κακίας. ἐπεὶ δὲ σπάνιον καὶ τὸ θεῖον 3
ἄνδρα εἶναι, καθάπερ οἱ Λάκωνες εἰώθασι προσαγορεύειν,
ὅταν ἀγασθῶσι σφόδρα του (σεῖος ἀνήρ φασιν), οὕτως καὶ ὁ
θηριώδης ἐν τοῖς ἀνθρώποις σπάνιος. μάλιστα δ' ἐν τοῖς
βαρβάροις ἔστιν, γίνεται δ' ἔνια καὶ διὰ νόσους καὶ πηρώ-
σεις· καὶ τοὺς διὰ κακίαν δὲ τῶν ἀνθρώπων ὑπερβάλλον-
τας οὕτως ἐπιδυσφημοῦμεν. ἀλλὰ περὶ μὲν τῆς διαθέσεως 4
τῆς τοιαύτης ὕστερον ποιητέον τινὰ μνείαν, περὶ δὲ κακίας
εἴρηται πρότερον· περὶ δὲ ἀκρασίας καὶ μαλακίας καὶ τρυ-
φῆς λεκτέον, καὶ περὶ ἐγκρατείας καὶ καρτερίας. οὔτε γὰρ
ὡς περὶ τῶν αὐτῶν ἕξεων τῇ ἀρετῇ καὶ τῇ μοχθηρίᾳ ἑκα-
τέραν αὐτῶν ὑποληπτέον, οὔτε ὡς ἕτερον γένος. δεῖ δέ, 5
ὥσπερ ἐπὶ τῶν ἄλλων, τιθέντας τὰ φαινόμενα καὶ πρῶ-
τον διαπορήσαντας οὕτω δεικνύναι μάλιστα μὲν πάντα τὰ
ἔνδοξα περὶ ταῦτα τὰ πάθη, εἰ δὲ μή, τὰ πλεῖστα καὶ
κυριώτατα· ἐὰν γὰρ λύηταί τε τὰ δυσχερῆ καὶ καταλεί-
πηται τὰ ἔνδοξα, δεδειγμένον ἂν εἴη ἱκανῶς.

2 δοκεῖ δὴ ἥ τε ἐγκράτεια καὶ καρτερία τῶν σπουδαίων 6

24. θηριωδία L^b ‖ 26. τιμιωτέρα L^bM^b ‖ 29. οἱ ante ὅταν add. Bywater ‖ θεῖος L^bM^b ‖ οὗτος post φασιν add. Gifanius et Coraes ‖ 31. ἐνίοτε? Thurot ‖ 33. τῆς τοιαύτης διαθέσεως L^bO^b ‖ 1145b, 1. ὡς περὶ] ὡσπερεὶ Coraes ‖ 2. οὔτε ὡς ἕτερον γένος] „differentiam specificam temperantiae in hoc libro, qualem nos legimus, desiderari, at alio eius loco ab Aristotele quoque expositam fuisse, sed nobis periisse, praesertim cum et ab Heliodoro post haec verba accurate exponatur et eiusdem rei tractatio clara et perspicua etiam in M. M. 1200b, 1 sqq. legatur, vix recte censet Haecker.“ Susemihl ‖ 8. δὴ ἥ τε] δ' ἡ K^bM^b.

(I) καὶ τῶν ἐπαινετῶν εἶναι, ἡ δὲ ἀκρασία τε καὶ μαλακία
τῶν φαύλων τε καὶ ψεκτῶν. — καὶ ὁ αὐτὸς ἐγκρατὴς καὶ
ἐμμενετικὸς τῷ λογισμῷ καὶ ἀκρατὴς καὶ ἐκστατικὸς τοῦ
λογισμοῦ. καὶ ὁ μὲν ἀκρατὴς εἰδὼς ὅτι φαῦλα πράττει διὰ
πάθος, ὁ δ' ἐγκρατὴς εἰδὼς ὅτι φαῦλαι αἱ ἐπιθυμίαι οὐκ
ἀκολουθεῖ διὰ τὸν λόγον. — καὶ τὸν σώφρονα μὲν ἐγκρατῆ καὶ
καρτερικόν, τὸν δὲ τοιοῦτον οἳ μὲν πάντα σώφρονα οἳ δ' οὔ,
καὶ τὸν ἀκόλαστον ἀκρατῆ καὶ τὸν ἀκρατῆ ἀκόλαστον συγκε-
7 χυμένως, οἳ δ' ἑτέρους εἶναι φασίν. — τὸν δὲ φρόνιμον ὁτὲ μὲν
οὔ φασιν ἐνδέχεσθαι εἶναι ἀκρατῆ, ὁτὲ δ' ἐνίους φρονίμους ὄντας
καὶ δεινοὺς ἀκρατεῖς εἶναι. — ἔτι ἀκρατεῖς λέγονται καὶ θυμοῦ
καὶ τιμῆς καὶ κέρδους.

II τὰ μὲν οὖν λεγόμενα ταῦτ' ἐστίν· ἀπορήσειε δ' ἄν τις 3
πῶς ὑπολαμβάνων ὀρθῶς ἀκρατεύεταί τις. ἐπιστάμενον [μὲν]
οὖν οὔ φασίν τινες οἷόν τε εἶναι· δεινὸν γὰρ ἐπιστήμης ἐνούσης,
ὡς ᾤετο Σωκράτης, ἄλλο τι κρατεῖν καὶ περιέλκειν αὐτὴν
ὥσπερ ἀνδράποδον. Σωκράτης μὲν γὰρ ὅλως ἐμάχετο πρὸς τὸν
λόγον ὡς οὐκ οὔσης ἀκρασίας· οὐθένα γὰρ ὑπολαμβάνοντα πράτ-
2 τειν παρὰ τὸ βέλτιστον, ἀλλὰ δι' ἄγνοιαν. οὗτος μὲν οὖν ὁ λό-
γος ἀμφισβητεῖ τοῖς φαινομένοις ἐναργῶς, καὶ δέον ζητεῖν περὶ
τὸ πάθος, εἰ δι' ἄγνοιαν, τίς ὁ τρόπος γίνεται τῆς ἀγνοίας
(ὅτι γὰρ οὐκ οἴεταί γε ὁ ἀκρατευόμενος πρὶν ἐν τῷ πάθει
3 γενέσθαι, φανερόν)· εἰσὶν δέ τινες οἳ τὰ μὲν συγχωροῦσι
τὰ δ' οὔ. τὸ μὲν γὰρ ἐπιστήμης μηθὲν εἶναι κρεῖττον ὁμο-
λογοῦσιν, τὸ δὲ μηθένα πράττειν παρὰ τὸ δόξαν βέλτιον
οὐχ ὁμολογοῦσιν, καὶ διὰ τοῦτο τὸν ἀκρατῆ φασιν οὐκ ἐπι-

9. τῶν om. L^{b}M^b ‖ 10. τε om. K^{b}M^b ‖ 15. πάντες M^b ‖ 16. καὶ τὸν ἀκόλαστον — 19. εἶναι secl. Wilson ‖ 17. οἳ] ὁτὲ L^{b}O^b ‖ 22. μὲν om. K^{b}M^b ‖ 24. αὐτὴν K^b: αὐτὸν ‖ 25. ἀνδράποδα K^b ‖ 28. καὶ — 29. ἀγνοίας secl. Wilson ‖ γίνεται addi post δέον et deleri 29. post τρόπον vult Bywater ‖ 29. ὁ om. K^b ‖ 31. δὴ O^b et pr. K^b.

(II)

στήμην ἔχοντα κρατεῖσθαι ὑπὸ τῶν ἡδονῶν ἀλλὰ δόξαν.
ἀλλὰ μὴν εἴγε δόξα καὶ μὴ ἐπιστήμη, μηδὲ ἰσχυρὰ ὑπό- 4
1146a λη ψις ἡ ἀντιτείνουσα ἀλλ' ἠρεμαία, καθάπερ ἐν τοῖς δι-
στάζουσιν, συγγνώμη τῷ μὴ μένειν ἐν αὐταῖς πρὸς ἐπιθυ-
μίας ἰσχυράς· τῇ δὲ μοχθηρίᾳ οὐ συγγνώμη, οὐδὲ τῶν
ἄλλων οὐδενὶ τῶν ψεκτῶν. φρονήσεως ἄρα ἀντιτεινούσης· 5
αὕτη γὰρ ἰσχυρότατον. ἀλλ' ἄτοπον· ἔσται γὰρ ὁ αὐτὸς
ἅμα φρόνιμος καὶ ἀκρατής, φήσειε δ' οὐδ' ἂν εἷς φρονίμου
εἶναι τὸ πράττειν ἑκόντα τὰ φαυλότατα. πρὸς δὲ τούτοις
δέδεικται πρότερον ὅτι πρακτικός γε ὁ φρόνιμος (τῶν γὰρ
ἐσχάτων τις) καὶ τὰς ἄλλας ἔχων ἀρετάς. — ἔτι εἰ μὲν ἐν 6
τῷ ἐπιθυμίας ἔχειν ἰσχυρὰς καὶ φαύλας ὁ ἐγκρατής, οὐκ
ἔσται ὁ σώφρων ἐγκρατὴς οὐδ' ὁ ἐγκρατὴς σώφρων· οὔτε
γὰρ τὸ ἄγαν σώφρονος οὔτε τὸ φαύλας ἔχειν. ἀλλὰ μὴν
δεῖ γε. εἰ μὲν γὰρ χρησταὶ αἱ ἐπιθυμίαι, φαύλη ἡ κω-
λύουσα ἕξις μὴ ἀκολουθεῖν, ὥσθ' ἡ ἐγκράτεια οὐ πᾶσα
σπουδαία· εἰ δ' ἀσθενεῖς καὶ μὴ φαῦλαι, οὐθὲν σεμνόν, οὐδ'
εἰ φαῦλαι καὶ ἀσθενεῖς, οὐδὲν μέγα. — ἔτι εἰ πάσῃ δόξῃ 7
ἐμμενετικὸν ποιεῖ ἡ ἐγκράτεια, φαύλη, οἷον εἰ καὶ τῇ
ψευδεῖ· καὶ εἰ πάσης δόξης ἡ ἀκρασία ἐκστατικόν, ἔσται
τις σπουδαία ἀκρασία, οἷον ὁ Σοφοκλέους Νεοπτόλεμος ἐν
τῷ Φιλοκτήτῃ. ἐπαινετὸς γὰρ οὐκ ἐμμένων οἷς ἐπείσθη ὑπὸ
τοῦ Ὀδυσσέως διὰ τὸ λυπεῖσθαι ψευδόμενος. — ἔτι ὁ σοφι- 8
στικὸς λόγος ψευδόμενος ἀπορία· διὰ γὰρ τὸ παράδοξα
βούλεσθαι ἐλέγχειν, ἵνα δεινοὶ ὦσιν ὅταν ἐπιτύχωσιν, ὁ
γενόμενος συλλογισμὸς ἀπορία γίνεται· δέδεται γὰρ ἡ

1146a, 2. τὸ K^b ‖ 5. ἰσχυροτάτη M^b et rc. K^b ‖ 6. φησὶ pr. K^b ‖ ἂν οὐδ' εἷς $L^bM^bO^b$ ‖ 11. ἔστιν L^bO^b ‖ ὁ post ἔσται om. K^b ‖ 15. σπουδαῖον K^b ‖ ἀσθενεῖς — 16. εἰ secl. Garve ‖ 21. ἔτι — 27. λόγον secl. Garve ‖ 22. ψευδόμενος secl. Coraes ‖ ἀπορίαι K^b.

(II)
διάνοια, ὅταν μένειν μὲν μὴ βούληται διὰ τὸ μὴ ἀρέσκειν τὸ συμπερανθέν, προϊέναι δὲ μὴ δύνηται διὰ τὸ λῦσαι μὴ
9 ἔχειν τὸν λόγον. συμβαίνει δ' ἔκ τινος λόγου ἡ ἀφροσύνη μετ' ἀκρασίας ἀρετή· τἀναντία γὰρ πράττει ὧν ὑπολαμβάνει διὰ τὴν ἀκρασίαν, ὑπολαμβάνει δὲ τἀγαθὰ κακὰ εἶναι καὶ οὐ δεῖν πράττειν, ὥστε τἀγαθὰ καὶ οὐ τὰ κακὰ
10 πράξει. — ἔτι ὁ τῷ πεπεῖσθαι πράττων καὶ διώκων τὰ ἡδέα καὶ προαιρούμενος βελτίων ἂν δόξειεν τοῦ μὴ διὰ λογισμὸν ἀλλὰ δι' ἀκρασίαν. εὐιατότερος γὰρ διὰ τὸ μεταπεισθῆναι ἄν· ὁ δ' ἀκρατὴς ἔνοχος τῇ παροιμίᾳ ἐν ᾗ φαμὲν "ὅταν τὸ ὕδωρ πνίγῃ, τί δεῖ ἐπιπίνειν;" εἰ μὲν γὰρ ἐπέπειστο ἃ πράττει, μεταπεισθεὶς ἂν ἐπαύσατο, νῦν δὲ
11 πεπεισμένος οὐδὲν ἧττον ἄλλα πράττει. — ἔτι εἰ περὶ πάντα ἀκρασία ἐστὶν καὶ ἐγκράτεια, τίς ὁ ἁπλῶς ἀκρατής; οὐδεὶς γὰρ ἁπάσας ἔχει τὰς ἀκρασίας, φαμὲν δ' εἶναί τινας ἁπλῶς.

12 αἱ μὲν οὖν ἀπορίαι τοιαῦταί τινες συμβαίνουσιν, τούτων 4
δὲ τὰ μὲν ἀνελεῖν δεῖ τὰ δὲ καταλιπεῖν· ἡ γὰρ λύσις τῆς
III ἀπορίας εὕρεσίς ἐστιν. πρῶτον μὲν οὖν σκεπτέον πότερον εἰδότες ἢ οὔ, καὶ πῶς εἰδότες· εἶτα περὶ ποῖα τὸν ἀκρατῆ καὶ τὸν ἐγκρατῆ θετέον, λέγω δὲ πότερον περὶ πᾶσαν ἡδονὴν καὶ λύπην ἢ περί τινας ἀφωρισμένας· καὶ τὸν ἐγκρατῆ καὶ τὸν καρτερικόν, πότερον ὁ αὐτὸς ἢ ἕτερος ἐστίν· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ὅσα συγγενῆ τῆς

25. μὲν om. K^b L^b M^b ‖ 29. καὶ add. ante κακὰ pr. K^b ‖ 32. ἂν om. M^b et pr. K^b ‖ 35. ἔτι πίνειν L^b, γ' ἔτ' ἐμπίνειν Coraes ‖ 1146b, 1. μὴ ante ἐπέπειστο add. L^b O^b ‖ δὲ] δ' οὐ Lambinus, δὲ μὴ Coraes, δὲ ἄλλα Ramsauer ‖ 2. πεπεισμένος secludendum esse coniecit Haecker ‖ ἀλλὰ K^b ‖ 7. ἀναλύειν Coraes ‖ 9. ἀκρατεύονται post εἰδότες inseri vult Spengel.

(III)

θεωρίας ἐστὶ ταύτης. ἔστι δ' ἀρχὴ τῆς σκέψεως, πότερον 2
ὁ ἐγκρατὴς καὶ ὁ ἀκρατής εἰσιν τῷ περὶ ἃ ἢ τῷ πῶς ἔχοντες τὴν διαφοράν, λέγω δὲ πότερον τῷ περὶ ταδὶ εἶναι μόνον ἀκρατὴς ὁ ἀκρατής, ἢ οὒ ἀλλὰ τῷ ὥς, ἢ οὒ ἀλλ' ἐξ ἀμφοῖν· ἔπειτ' εἰ περὶ πάντ' ἐστὶν ἡ ἀκρασία καὶ ἡ ἐγκράτεια ἢ οὔ. οὔτε γὰρ περὶ ἅπαντ' ἐστὶν ὁ ἁπλῶς ἀκρατής, ἀλλὰ περὶ ἅπερ ὁ ἀκόλαστος, οὔτε τῷ πρὸς ταῦτα ἁπλῶς ἔχειν (ταὐτὸν γὰρ ἂν ἦν τῇ ἀκολασίᾳ), ἀλλὰ τῷ ὡδὶ ἔχειν. ὃ μὲν γὰρ ἄγεται προαιρούμενος, νομίζων ἀεὶ δεῖν τὸ παρὸν ἡδὺ διώκειν· ὃ δ' οὐκ οἴεται μέν, διώκει δέ.

5 περὶ μὲν οὖν τοῦ δόξαν ἀληθῆ ἀλλὰ μὴ ἐπιστήμην 3
εἶναι παρ' ἣν ἀκρατεύονται, οὐδὲν διαφέρει πρὸς τὸν λόγον (ἔνιοι γὰρ τῶν δοξαζόντων οὐ διστάζουσιν, ἀλλ' οἴονται ἀκριβῶς εἰδέναι· εἰ οὖν διὰ τὸ ἠρέμα πιστεύειν οἱ δοξάζον- 4
τες μᾶλλον τῶν ἐπισταμένων παρὰ τὴν ὑπόληψιν πράξουσιν, οὐθὲν διοίσει ἐπιστήμη δόξης· ἔνιοι γὰρ πιστεύουσιν οὐδὲν ἧττον οἷς δοξάζουσιν ἢ ἕτεροι οἷς ἐπίστανται· δηλοῖ δ' Ἡράκλειτος)· ἀλλ' ἐπεὶ διχῶς λέγομεν τὸ ἐπίστασθαι (καὶ γὰρ 5
ὁ ἔχων μὲν οὐ χρώμενος δὲ τῇ ἐπιστήμῃ καὶ ὁ χρώμενος λέγεται ἐπίστασθαι), διοίσει τὸ ἔχοντα μὲν μὴ θεωροῦντα δὲ ἃ μὴ δεῖ πράττειν τοῦ ἔχοντα καὶ θεωροῦντα. τοῦτο γὰρ δοκεῖ δεινόν, ἀλλ' οὐκ εἰ μὴ θεωρῶν. — ἔτι ἐπεὶ δύο 6
τρόποι τῶν προτάσεων, ἔχοντα μὲν ἀμφοτέρας οὐδὲν κωλύει πράττειν παρὰ τὴν ἐπιστήμην, χρώμενον μέντοι τῇ

14. ἔστι — 23. δὲ (= 8. πρῶτον — 14. ταύτης) in suspicionem vocat Rassow ‖ δ'] δ' ἡ LᵇOᵇ ‖ 15. τῶν περὶ Kᵇ ‖ πῶς] ὡς Bywater ‖ 16. λέγω] λέγοντες Kᵇ ‖ ταδὶ] ἃ δεῖ Kᵇ ‖ 17. ἢ οὒ ἀλλ' ἐξ ἀμφοῖν om. LᵇOᵇ ‖ 18. ἡ bis om. Kᵇ ‖ 19. post οὐ LᵇOᵇ ἀλλ' ἐξ ἀμφοῖν ‖ 27. εἰ — 30. Ἡράκλειτον = 24. περὶ — 27. εἰδέναι monet Imelmann ‖ 34. καὶ τὸ θεωροῦντα post δὲ add. KᵇLᵇOᵇ.

(III)

καθόλου ἀλλὰ μὴ τῇ κατὰ μέρος· πρακτὰ γὰρ τὰ καθ' ἕκαστα. διαφέρει δὲ καὶ τὸ καθόλου. τὸ μὲν γὰρ ἐφ' ἑαυτοῦ τὸ δ' ἐπὶ τοῦ πράγματός ἐστιν. οἷον ὅτι παντὶ ἀνθρώπῳ συμφέρει τὰ ξηρά, καὶ ὅτι αὐτὸς ἄνθρωπος· ἢ ὅτι ξηρὸν τὸ τοιόνδε· ἀλλ' εἰ τόδε τοιόνδε, ἢ οὐκ ἔχει ἢ οὐκ ἐνεργεῖ. κατά τε δὴ τούτους διοίσει τοὺς τρόπους ἀμήχανον ὅσον, ὥστε δοκεῖν οὕτω μὲν εἰδέναι μηδὲν ἄτοπον, ἄλλως δὲ θαυμα-
7 στόν. — ἔτι τὸ ἔχειν τὴν ἐπιστήμην ἄλλον τρόπον τῶν νῦν ῥηθέντων ὑπάρχει τοῖς ἀνθρώποις· ἐν τῷ γὰρ ἔχειν μὲν μὴ χρῆσθαι δὲ διαφέρουσαν ὁρῶμεν τὴν ἕξιν, ὥστε καὶ ἔχειν πως καὶ μὴ ἔχειν, οἷον τὸν καθεύδοντα καὶ μαινόμενον καὶ οἰνωμένον. ἀλλὰ μὴν οὕτω διατίθενται οἵ γε ἐν τοῖς πάθεσιν ὄντες· θυμοὶ γὰρ καὶ ἐπιθυμίαι ἀφροδισίων καὶ ἔνια τῶν τοιούτων ἐπιδήλως καὶ τὸ σῶμα μεθιστᾶσιν, ἐνίοις δὲ καὶ μανίας ποιοῦσιν. δῆλον οὖν ὅτι ὁμοίως ἔχειν
8 λεκτέον τοὺς ἀκρατεῖς τούτοις. τὸ δὲ λέγειν τοὺς λόγους τοὺς ἀπὸ τῆς ἐπιστήμης οὐδὲν σημεῖον· καὶ γὰρ οἱ ἐν τοῖς πάθεσι τούτοις ὄντες ἀποδείξεις καὶ ἔπη λέγουσιν Ἐμπεδοκλέους, καὶ οἱ πρῶτον μαθόντες συνείρουσι μὲν τοὺς λόγους, ἴσασι δ' οὔπω· δεῖ γὰρ συμφυῆναι, τούτῳ δὲ χρόνου δεῖ· ὥστε κα-

1147a, 3. τὰ ante πρακτὰ transponendum esse coniecit Coraes ‖ 6. αὐτὸς Rassow: ὁ αὐτὸς M^b et pr. K^b, αὐτὸς οὗτος L^bO^b et rc. K^b ‖ 7. ἢ post τοιόνδε om. M^b et pr. K^b ‖ 8. γε Coraes ‖ 9. εἶναι L^bO^b ‖ 10. ad ἔτι κ. τ. λ. cf. Wilson, on the seventh b. of Nic. Eth. ‖ 14. γε om. K^bM^b ‖ 19. post σημεῖον L^bO^b add. τοῦ ἐνεργεῖν κατὰ τὴν ἐπιστήμην ‖ 21. οἱ πρῶτοι M^b et pr. K^b, τὸ πρῶτον O^b ‖ μανθάνοντες Thurot ‖ συνεργοῦσι M^b et pr. K^b ‖ 22. συμφυῆναι K^b: συμφῦναι ‖ τοῦτο K^bM^b ‖ τοῦτο δὲ χρόνου δεῖται Bywater cum Γ.

(III)

θάπερ τοὺς ὑποκρινομένους, οὕτως ὑποληπτέον λέγειν καὶ τοὺς
ἀκρατευομένους. — ἔτι καὶ ὧδε φυσικῶς ἄν τις ἐπιβλέψειεν 9
τὴν αἰτίαν. ἡ μὲν γὰρ καθόλου δόξα, ἡ δ' ἑτέρα περὶ τῶν
καθ' ἕκαστά ἐστιν, ὧν αἴσθησις ἤδη κυρία· ὅταν δὲ μία
γένηται ἐξ αὐτῶν, ἀνάγκη τὸ συμπερανθὲν ἔνθα μὲν φά-
ναι τὴν ψυχήν, ἐν δὲ ταῖς ποιητικαῖς πράττειν εὐθύς,
οἷον, εἰ παντὸς γλυκέος γεύεσθαι δεῖ, τουτὶ δὲ γλυκὺ ὡς
ἕν τι τῶν καθ' ἕκαστον, ἀνάγκη τὸν δυνάμενον καὶ μὴ
κωλυόμενον ἅμα τοῦτο καὶ πράττειν. ὅταν οὖν ἡ μὲν κα- 10
θόλου ἐνῇ κωλύουσα γεύεσθαι, ἡ δέ, ὅτι πᾶν γλυκὺ
ἡδύ, τουτὶ δὲ γλυκύ (αὕτη δὲ ἐνεργεῖ), τύχῃ δὲ ἐπιθυμία
ἐνοῦσα, ἡ μὲν οὖν λέγει φεύγειν τοῦτο, ἡ δ' ἐπιθυμία ἄγει
(κινεῖν γὰρ ἕκαστον δύναται τῶν μορίων)· ὥστε συμβαίνει
1147b ὑπὸ λόγου πως καὶ δόξης ἀκρατεύεσθαι, οὐκ ἐναντίας δὲ
καθ' αὑτήν, ἀλλὰ κατὰ συμβεβηκὸς (ἡ γὰρ ἐπιθυμία 11
ἐναντία, ἀλλ' οὐχ ἡ δόξα) τῷ ὀρθῷ λόγῳ. ὥστε καὶ διὰ
τοῦτο τὰ θηρία οὐκ ἀκρατῆ, ὅτι οὐκ ἔχει τῶν καθόλου ὑπό-
ληψιν ἀλλὰ τῶν καθ' ἕκαστα φαντασίαν καὶ μνήμην. —
πῶς δὲ λύεται ἡ ἄγνοια καὶ πάλιν γίνεται ἐπιστήμων ὁ 12
ἀκρατής, ὁ αὐτὸς λόγος καὶ περὶ οἰνωμένου καὶ καθεύδον-
τος καὶ οὐκ ἴδιος τούτου τοῦ πάθους, ὃν δεῖ παρὰ τῶν φυ-
σιολόγων ἀκούειν. — ἐπεὶ δ' ἡ τελευταία πρότασις δόξα τε 13
αἰσθητοῦ καὶ κυρία τῶν πράξεων, ταύτην ἢ οὐκ ἔχει
ἐν τῷ πάθει ὤν, ἢ οὕτως ἔχει ὡς οὐκ ἦν τὸ ἔχειν ἐπί-
στασθαι ἀλλὰ λέγειν ὥσπερ ὁ οἰνωμένος τὰ Ἐμπεδοκλέους,

28. ταῖς πρακτικαῖς Coraes, τοῖς πρακτικοῖς Lambinus || 30. ἕν τι τῶν] τὸν pr. K^b || 32. δὲ om. L^b et pr. K^b || πᾶν τὸ γλυκύ $L^b O^b$ || 34. οὖν om. $L^b O^b$ || 1147b, 4. τῶν om. M^b et pr. K^b || 6. πῶς — 9. ἀκούειν post 17. αἰσθητικῆς tri. Haecker || ἡ ἄγνοια om. pr. K^b || 7. καὶ περὶ] ὁ περὶ K^b, ὁ καὶ περὶ M^b, καὶ ὁ περὶ Berg || 10. δὲ post ταύτην add. Ramsauer || 11. ὁ ante ἐν add. O^b || ἦν τὸ] ἦν τῷ $L^b O^b$, ἐν τῷ M^b, εἶναι τὸ Coraes.

(III)
καὶ διὰ τὸ μὴ καθόλου μηδὲ ἐπιστημονικὸν ὁμοίως εἶναι
δοκεῖν τῷ καθόλου τὸν ἔσχατον ὅρον καὶ ἔοικεν ὃ ἐζήτει
14 Σωκράτης συμβαίνειν· οὐ γὰρ τῆς κυρίως ἐπιστήμης εἶναι
δοκούσης παρούσης γίνεται τὸ πάθος, οὐδὲ αὕτη περιέλκεται
διὰ τὸ πάθος, ἀλλὰ τῆς αἰσθητικῆς.

IV περὶ μὲν οὖν τοῦ εἰδότα καὶ μή, καὶ πῶς εἰδότα 6
ἐνδέχεται ἀκρατεύεσθαι, τοσαῦτα εἰρήσθω· πότερον δ' ἐστί
τις ἁπλῶς ἀκρατὴς ἢ πάντες κατὰ μέρος, καὶ εἰ ἔστιν,
περὶ ποῖά ἐστιν, λεκτέον ἐφεξῆς. ὅτι μὲν οὖν περὶ ἡδο-
νὰς καὶ λύπας εἰσὶν οἵ τε ἐγκρατεῖς καὶ καρτερικοὶ καὶ
2 οἱ ἀκρατεῖς καὶ μαλακοί, φανερόν· ἐπεὶ δ' ἐστὶν τὰ μὲν
ἀναγκαῖα τῶν ποιούντων ἡδονήν, τὰ δ' αἱρετὰ μὲν καθ'
αὑτὰ ἔχοντα δ' ὑπερβολήν, ἀναγκαῖα μὲν τὰ σωματικά
(λέγω δὲ τὰ τοιαῦτα, τά τε περὶ τὴν τροφὴν καὶ τὴν
τῶν ἀφροδισίων χρείαν, καὶ τὰ τοιαῦτα τῶν σωματικῶν
περὶ ἃ τὴν ἀκολασίαν ἔθεμεν καὶ τὴν σωφροσύνην), τὰ
δ' ἀναγκαῖα μὲν οὐχί, αἱρετὰ δὲ καθ' αὑτά (λέγω δὲ
οἷον νίκην τιμὴν πλοῦτον καὶ τὰ τοιαῦτα τῶν ἀγαθῶν καὶ
ἡδέων)· τοὺς μὲν οὖν πρὸς ταῦτα παρὰ τὸν ὀρθὸν λόγον
ὑπερβάλλοντας τὸν ἐν αὑτοῖς ἁπλῶς μὲν οὐ λέγομεν ἀκρα-
τεῖς, προστιθέντες δὲ τὸ χρημάτων ἀκρατεῖς καὶ κέρδους
καὶ τιμῆς καὶ θυμοῦ, ἁπλῶς δ' οὒ ὡς ἑτέρους καὶ καθ' ὁμοιό-
τητα λεγομένους, ὥσπερ Ἄνθρωπος ὁ τὰ Ὀλύμπια νενικη-
κώς, ἐκείνῳ γὰρ ὁ κοινὸς λόγος τοῦ ἰδίου μικρῷ διέφερεν, 1148
ἀλλ' ὅμως ἕτερος ἦν (σημεῖον δέ· ἡ μὲν γὰρ ἀκρασία

14. τῷ] τῶν pr. K^b ‖ 16. αὑτὴ L^bO^b ‖ 22. καὶ οἱ καρτερικοὶ L^b ‖ 23. καὶ οἱ μαλακοὶ L^bM^bO^b ‖ 29. οὐ L^bO^b ‖ δὲ ante λέγω pr. K^b ‖ 31. οὖν om. K^bM^b ‖ 34. ἁπλῶς δ' οὐ post 35. λεγομένους tri. Thurot ‖ 35. ὥσπερ — 1148a, 4. οὐθείς secl. Haecker ‖ Ἄνθρωπος Alex. in Top. 262b, 13, cf. Grenfell, Class. Rev. 1899 p. 290: ἄνθρωπος ‖ νικῶν K^b ‖ 1148a, 1. μικρὸν L^bM^b.

(IV)

ψέγεται οὐχ ὡς ἁμαρτία μόνον ἀλλὰ καὶ ὡς κακία τις ἢ
ἁπλῶς οὖσα ἢ κατά τι μέρος, τούτων δ' οὐδείς), τῶν δὲ 3
περὶ τὰς σωματικὰς ἀπολαύσεις, περὶ ἃς λέγομεν τὸν
σώφρονα καὶ ἀκόλαστον, ὁ μὴ τῷ προαιρεῖσθαι τῶν τε
*ἡδέων διώκων τὰς ὑπερβολὰς καὶ τῶν λυπηρῶν ** φεύγων,*
πείνης καὶ δίψης καὶ ἀλέας καὶ ψύχους καὶ πάντων τῶν
περὶ ἁφὴν καὶ γεῦσιν, ἀλλὰ παρὰ τὴν προαίρεσιν καὶ τὴν
διάνοιαν, ἀκρατὴς λέγεται, οὐ κατὰ πρόσθεσιν, ὅτι περὶ
τάδε, καθάπερ ὀργῆς, ἀλλ' ἁπλῶς μόνον. σημεῖον δέ· 4
καὶ γὰρ μαλακοὶ λέγονται περὶ ταύτας, περὶ ἐκείνων δ'
οὐδεμίαν. καὶ διὰ τοῦτο εἰς ταὐτὸ τὸν ἀκρατῆ καὶ τὸν ἀκό-
λαστον τίθεμεν καὶ ἐγκρατῆ καὶ σώφρονα, ἀλλ' οὐκ ἐκείνων
οὐδένα, διὰ τὸ περὶ τὰς αὐτάς πως ἡδονὰς καὶ λύπας εἶναι·
οἳ δ' εἰσὶ μὲν περὶ ταὐτά, ἀλλ' οὐχ ὡσαύτως εἰσίν, ἀλλ'
οἳ μὲν προαιροῦνται οἳ δ' οὐ προαιροῦνται. διὸ μᾶλλον ἀκό-
λαστον ἂν εἴποιμεν ὅστις μὴ ἐπιθυμῶν ἢ ἠρέμα διώκει τὰς
ὑπερβολὰς καὶ φεύγει μετρίας λύπας, ἢ τοῦτον ὅστις διὰ
τὸ ἐπιθυμεῖν σφόδρα· τί γὰρ ἂν ἐκεῖνος ποιήσειεν, εἰ προσ-
γένοιτο ἐπιθυμία νεανικὴ καὶ περὶ τὰς τῶν ἀναγκαίων ἐν-
δείας λύπη ἰσχυρά; ἐπεὶ δὲ τῶν ἐπιθυμιῶν καὶ τῶν ἡδο- 5
νῶν αἳ μέν εἰσι ⟨τῶν⟩ τῷ γένει καλῶν καὶ σπουδαίων (τῶν γὰρ
ἡδέων ἔνια φύσει αἱρετά, τὰ δ' ἐναντία τούτων, τὰ δὲ

6. *τε*] *δὲ* pr. K^b, om. L^bM^b ‖ 7. *καὶ τὰ μέτρια τῶν λυπηρῶν* Rassow, *καὶ τῶν λυπηρῶν ὁτιοῦν* Ramsauer ‖ 11. *σημεῖον* — 13. *οὐδεμίαν* secl. Haecker ‖ 17. *διὸ* — 22. *ἰσχυρά* secl. Ramsauer, — b, 14. *φαμέν* secl. Susemihl ‖ 18. *ἢ* om. K^b ‖ 19. *τῶν ἡδέων* post *ὑπερβολὰς* add. Rassow ‖ 22. *ἐπεὶ* — b, 14. *φαμέν* = 1147b, 21. *ὅτι* — 1148a, 22. *ἰσχυρά* secl. Haecker et Rassow ‖ 23. *τῶν* add. Rassow ‖ *γένει*] *φύσει* Ramsauer ‖ *γὰρ*] *δ'* K^b.

(IV) μεταξύ, καθάπερ διείλομεν πρότερον, οἷον χρήματα καὶ κέρδος καὶ νίκη καὶ τιμή· πρὸς ἅπαντα δὲ καὶ τὰ τοιαῦτα καὶ τὰ μεταξὺ οὐ τῷ πάσχειν καὶ ἐπιθυμεῖν καὶ φιλεῖν ψέγονται, ἀλλὰ τῷ πῶς καὶ ὑπερβάλλειν)· διὸ ὅσοι μὲν παρὰ τὸν λόγον ἢ κρατοῦνται ἢ διώκουσι τῶν φύσει τι καλῶν καὶ ἀγαθῶν, οἷον οἱ περὶ τιμὴν μᾶλλον ἢ δεῖ σπουδάζοντες ἢ περὶ τέκνα καὶ γονεῖς (καὶ γὰρ ταῦτα τῶν ἀγαθῶν, καὶ ἐπαινοῦνται οἱ περὶ ταῦτα σπουδάζοντες· ἀλλ' ὅμως ἔστιν τις ὑπερβολὴ καὶ ἐν τούτοις, εἴ τις ὥσπερ ἡ Νιόβη μάχοιτο καὶ πρὸς τοὺς θεούς, ἢ ὥσπερ Σάτυρος ὁ φιλοπάτωρ ἐπικαλούμενος περὶ τὸν πατέρα· λίαν γὰρ ἐδόκει 1148b μωραίνειν) — μοχθηρία μὲν οὖν οὐδεμία περὶ ταῦτ' ἔστιν διὰ τὸ εἰρημένον, ὅτι φύσει τῶν αἱρετῶν ἕκαστόν ἐστι δι' αὑτό, φαῦλαι δὲ καὶ φευκταὶ [καὶ ἁμαρτήματα] αὐτῶν εἰσὶν αἱ ὑπερ-
6 βολαί· ὁμοίως δὲ οὐδὲ ἀκρασία (ἡ γὰρ ἀκρασία οὐ μόνον φευκτὸν ἀλλὰ καὶ τῶν ψεκτῶν ἐστίν), δι' ὁμοιότητα δὲ τοῦ πάθους προσεπιτιθέντες τὴν ἀκρασίαν περὶ ἕκαστον λέγουσιν, οἷον κακὸν ἰατρὸν καὶ κακὸν ὑποκριτήν, ὃν ἁπλῶς οὐκ ἂν εἴποιεν κακόν. ὥσπερ οὖν οὐδ' ἐνταῦθα, διὰ τὸ μὴ κακίαν εἶναι ἑκάστην αὐτῶν, ἀλλὰ τῷ ἀνάλογον ὁμοίαν, οὕτω δῆλον ὅτι κἀκεῖ ὑποληπτέον μόνην ἀκρασίαν καὶ ἐγκράτειαν εἶναι ἥτις ἐστὶν περὶ ταὐτὰ τῇ σωφροσύνῃ καὶ τῇ ἀκολασίᾳ, περὶ δὲ θυμὸν καθ' ὁμοιότητα λέγομεν· διὸ καὶ προστιθέντες ἀκρατῆ θυμοῦ ὥσπερ τιμῆς καὶ κέρδους φαμέν.

V ἐπεὶ δ' ἐστὶν ἔνια μὲν ἡδέα φύσει, καὶ τούτων τὰ

28. καὶ om. $K^b M^b$ ‖ 29. ἀκρατοῦνται $L^b M^b$ ‖ 34. καὶ om. $K^b M^b$ ‖ 1148b, 4. φαῦλαι δὲ καὶ φευκταὶ καὶ ἁμαρτήματα αὐτῶν αἱ ὑπερβολαὶ M^b, φαῦλα δὲ καὶ φευκτὰ καὶ ἁμαρτήματα K^b ‖ καὶ ἁμαρτήματα om. $L^b O^b$ ‖ 7. πρὸς K^b ‖ ἑκάστου O^b ‖ 10. τὸ K^b ‖ 12. καὶ τῇ] καὶ $K^b M^b O^b$ ‖ 13. θυμοῦ K^b.

(V)

μὲν ἁπλῶς τὰ δὲ κατὰ γένη καὶ ζῴων καὶ ἀνθρώπων,
τὰ δ᾽ οὐκ ἔστιν ἀλλὰ τὰ μὲν διὰ πηρώσεις τὰ δὲ δι᾽ ἔθη
γίνεται, τὰ δὲ διὰ μοχθηρὰς φύσεις, ἔστιν καὶ περὶ τούτων
ἕκαστα παραπλησίας ἰδεῖν ἕξεις. λέγω δὲ τὰς θηριώδεις, 2
οἷον τὴν ἄνθρωπον ἣν λέγουσι τὰς κυούσας ἀνασχίζουσαν τὰ
παιδία κατεσθίειν, ἢ οἵοις χαίρειν φασὶν ἐνίους τῶν ἀπη-
γριωμένων περὶ τὸν Πόντον, τοὺς μὲν ὠμοῖς τοὺς δὲ ἀνδρῶν
κρέασιν, τοὺς δὲ τὰ παιδία δανείζειν ἀλλήλοις εἰς εὐωχίαν,
ἢ τὸ περὶ Φάλαριν λεγόμενον. αὗται μὲν θηριώδεις, αἱ 3
δὲ διὰ νόσους γίνονται καὶ διὰ μανίαν ἐνίοις, ὥσπερ ὁ
τὴν μητέρα καθιερεύσας καὶ φαγών, καὶ ὁ τοῦ συνδούλου
τὸ ἧπαρ, αἱ δὲ νοσηματώδεις ἢ ⟨φύσει ἢ⟩ ἐξ ἔθους, οἷον τρι-
χῶν τίλσεις καὶ ὀνύχων τρώξεις, ἔτι δ᾽ ἀνθράκων καὶ γῆς,
πρὸς δὲ τούτοις ἡ τῶν ἀφροδισίων τοῖς ἄρρεσιν· τοῖς μὲν γὰρ
φύσει τοῖς δ᾽ ἐξ ἔθους συμβαίνουσιν, οἷον τοῖς ὑβριζομένοις
ἐκ παίδων. ὅσοις μὲν οὖν φύσις αἰτία, τούτους μὲν οὐδεὶς ἂν 4
εἴπειεν ἀκρατεῖς, ὥσπερ οὐδὲ τὰς γυναῖκας, ὅτι οὐκ ὀπυίου-
σιν ἀλλὰ ὀπυίονται· ὡσαύτως δὲ καὶ τοῖς νοσηματωδῶς
ἔχουσι δι᾽ ἔθος. τὸ μὲν οὖν ἔχειν ἕκαστα τούτων ἔξω τῶν 5
1149a ὅρων ἐστὶ τῆς κακίας, καθάπερ καὶ ἡ θηριότης· τὸ δ᾽
ἔχοντα κρατεῖν ἢ κρατεῖσθαι οὐχ ἡ ἁπλῆ ἀκρασία ἀλλὰ
ἡ καθ᾽ ὁμοιότητα, καθάπερ καὶ τὸν περὶ τοὺς θυμοὺς ἔχοντα

17. πηρώσεις] θηριότητα Imelmann ‖ 19. δὴ pr. K^b ‖ θηριώδους pr. K^b ut videtur, θηριωδίας L^b ‖ 20. κύνας K^b ‖ 21. οἷς K^b ‖ 22. ἀνδρῶν $K^b M^b$ ‖ 23. ἄλλοις δανείζειν $L^b O^b$ ‖ 25. τε ante νόσους add. $M^b O^b$ ‖ καὶ διὰ] καὶ $L^b M^b O^b$ ‖ 27. ἢ om. K^b ‖ φύσει ἢ add. Rassow ‖ 30. γυμναζομένοις $K^b M^b$ ‖ 33. δὲ om. $K^b M^b$ ‖ τοῖς] ὅσοι Bywater ‖ 34. δι᾽ ἦθος K^b, ἐξ ἔθους L^b ‖ 1149a, 1. τὸν K^b ‖ 2. κρατεῖν] καρτερεῖν $K^b O^b$ ‖ 3. ἡ om. K^b.

(V)
τοῦτον τὸν τρόπον τοῦ πάθους ⟨ἀκρατῆ⟩, ἀκρατῆ δ' οὐ λεκτέον.
πᾶσα γὰρ ὑπερβάλλουσα καὶ ἀφροσύνη καὶ δειλία καὶ ἀκο-
λασία καὶ χαλεπότης αἳ μὲν θηριώδεις αἳ δὲ νοσηματώδεις
6 εἰσίν· ὁ μὲν γὰρ φύσει τοιοῦτος οἷος δεδιέναι πάντα, κἂν
ψοφήσῃ μῦς, θηριώδη δειλίαν δειλός, ὃ δὲ τὴν γαλῆν ἐδε-
δίει διὰ νόσον· καὶ τῶν ἀφρόνων οἳ μὲν ἐκ φύσεως ἀλό-
γιστοι καὶ μόνον τῇ αἰσθήσει ζῶντες θηριώδεις, ὥσπερ ἔνια
γένη τῶν πόρρω βαρβάρων, οἳ δὲ διὰ νόσους, οἷον τὰς ἐπι-
7 ληπτικάς, ἢ μανίας νοσηματώδεις. τούτων δ' ἔστι μὲν ἔχειν
τινὰ ἐνίοτε μόνον, μὴ κρατεῖσθαι δέ, λέγω δ' οἷον εἰ Φά-
λαρις κατεῖχεν ἐπιθυμῶν παιδίου φαγεῖν ἢ πρὸς ἀφροδι-
8 σίων ἄτοπον ἡδονήν· ἔστι δὲ καὶ κρατεῖσθαι, μὴ μόνον
ἔχειν. ὥσπερ οὖν καὶ μοχθηρίας ἡ μὲν κατ' ἄνθρωπον ἁπλῶς
λέγεται μοχθηρία, ἡ δὲ κατὰ πρόσθεσιν, ὅτι θηριώδης ἢ
νοσηματώδης, ἁπλῶς δ' οὔ, τὸν αὐτὸν τρόπον δῆλον ὅτι καὶ
ἀκρασία ἐστὶν ἣ μὲν θηριώδης ἣ δὲ νοσηματώδης, ἁπλῶς
δὲ ἡ κατὰ τὴν ἀνθρωπίνην ἀκολασίαν μόνη.
9 ὅτι μὲν οὖν ἀκρασία καὶ ἐγκράτειά ἐστι μόνον περὶ 7
ἅπερ ἀκολασία καὶ σωφροσύνη, καὶ ὅτι περὶ τὰ ἄλλα
ἐστὶν ἄλλο εἶδος ἀκρασίας, λεγόμενον κατὰ μεταφορὰν καὶ
VI οὐχ ἁπλῶς, δῆλον· ὅτι δὲ καὶ ἧττον αἰσχρὰ ἀκρασία ἡ
τοῦ θυμοῦ ἢ ἡ τῶν ἐπιθυμιῶν, θεωρήσωμεν. ἔοικε γὰρ ὁ
θυμὸς ἀκούειν μέν τι τοῦ λόγου, παρακούειν δέ, καθάπερ οἱ

4. τούτον ante τοῦ add. Lambinus ‖ ἀκρατῆ add. Lambinus, ἀκρατῆ, ἁπλῶς add. Rassow ‖ 5. κακία post ὑπερβάλλουσα add. mg. L^b ‖ 9. ἀφροδισίων K^b ‖ 10. ὥσπερ — 11. νόσους om. K^b ‖ ad 12. τούτων — 20. μόνη cf. Wilson l. l. ‖ 13. μόνον] μὲν μόνον K^{b}M^b ‖ λέγω δ' om. L^{b}O^b ‖ 16. μοχθηρία L^{b}M^{b}O^b ‖ 20. μόνην K^{b}L^{b}M^b ‖ 22. ἀκρασία M^b, ἡ ἀκολασία L^b ‖ 24. ὅτι — 1150a, 8. θηρίον secl. Rassow ‖ 25. ἢ ἡ] ἡ pr. K^b, ἢ M^b.

(VI)

*ταχεῖς τῶν διακόνων οἳ πρὶν ἀκοῦσαι πᾶν τὸ λεγόμενον
ἐκθέουσιν, εἶτα ἁμαρτάνουσι τῆς προστάξεως, καὶ οἱ κύνες, πρὶν
σκέψασθαι εἰ φίλος, ἂν μόνον ψοφήσῃ, ὑλακτοῦσιν· οὕτως
ὁ θυμὸς διὰ θερμότητα καὶ ταχυτῆτα τῆς φύσεως ἀκού-
σας μέν, οὐκ ἐπίταγμα δ' ἀκούσας, ὁρμᾷ πρὸς τὴν τιμω-
ρίαν. ὁ μὲν γὰρ λόγος ἢ ἡ φαντασία ὅτι ὕβρις ἢ ὀλι-
γωρία ἐδήλωσεν, ὃ δ' ὥσπερ συλλογισάμενος ὅτι δεῖ τῷ
τοιούτῳ πολεμεῖν χαλεπαίνει δὴ εὐθύς· ἡ δ' ἐπιθυμία, ἐὰν
μόνον εἴπῃ ὅτι ἡδὺ ὁ λόγος ἢ ἡ αἴσθησις, ὁρμᾷ πρὸς τὴν*
1149b *ἀπόλαυσιν. ὥσθ' ὁ μὲν θυμὸς ἀκολουθεῖ τῷ λόγῳ πως, ἡ
δὲ ἐπιθυμία οὔ. αἰσχίων οὖν· ὁ μὲν γὰρ τοῦ θυμοῦ ἀκρατὴς
τοῦ λόγου πως ἡττᾶται, ὃ δὲ τῆς ἐπιθυμίας καὶ οὐ τοῦ λόγου.
ἔτι ταῖς φυσικαῖς μᾶλλον συγγνώμη ἀκολουθεῖν ὀρέξεσιν,* 2
*ἐπεὶ καὶ ἐπιθυμίαις ταῖς τοιαύταις μᾶλλον ὅσαι κοιναὶ
πᾶσιν, καὶ ἐφ' ὅσον κοιναί· ὁ δὲ θυμὸς φυσικώτερον καὶ
ἡ χαλεπότης τῶν ἐπιθυμιῶν τῶν τῆς ὑπερβολῆς καὶ τῶν
μὴ ἀναγκαίων, ὥσπερ ὁ ἀπολογούμενος ὅτι τὸν πατέρα
τύπτοι "καὶ γὰρ οὗτος" ἔφη "τὸν ἑαυτοῦ κἀκεῖνος τὸν ἄνω-
θεν", καὶ τὸ παιδίον δείξας "καὶ οὗτος ἐμέ" ἔφη, "ὅταν ἀνὴρ
γένηται· συγγενὲς γὰρ ἡμῖν", καὶ ὁ ἑλκόμενος ὑπὸ τοῦ υἱοῦ
παύεσθαι ἐκέλευεν πρὸς ταῖς θύραις· καὶ γὰρ αὐτὸς ἑλκύ-
σαι τὸν πατέρα μέχρις ἐνταῦθα. ἔτι ἀδικώτεροι οἱ ἐπιβου-* 3
*λότεροι. ὁ μὲν οὖν θυμώδης οὐκ ἐπίβουλος, οὐδ' ὁ θυμός,
ἀλλὰ φανερός· ἡ δ' ἐπιθυμία, καθάπερ τὴν Ἀφροδίτην φασίν·
"δολοπλόκου γὰρ κυπρογενοῦς·" καὶ τὸν κεστὸν ἱμάντα Ὅμηρος·*

27. *οἳ* secl. Jackson ‖ 28. *πράξεως* M^bO^b ‖ 30. *ὁ* om. K^bM^b ‖ 32. *ἡ φαντασία* secl. Garve ‖ 34. *δὴ* add. K^b ‖ 35. *ὁ λόγος ἢ* secl. Garve ‖ 1149b, 2. *αἴσχιον* K^b ‖ 3. *τῆς ἐπιθυμίας* post *ἐπιθυμίας* add. Spengel ‖ *καὶ οὐ*] *καὶ* K^b, *οὐ* L^bM^b ‖ 4. *ἀκολουθεῖ* L^bM^b ‖ 9. *τύπτει* L^bM^b ‖ 13. *ἐπίβουλοι* Spengel.

(VI)

πάρφασις, ἥ τ' ἔκλεψε νόον πύκα περ φρονέοντος.

ὥστ' εἴπερ ἀδικωτέρα, καὶ αἰσχίων ἡ ἀκρασία αὕτη τῆς
περὶ τὸν θυμόν ἐστιν, καὶ ἁπλῶς ἀκρασία καὶ κακία πως.
4 ἔτι οὐδεὶς ὑβρίζει λυπούμενος, ὁ δ' ὀργῇ ποιῶν πᾶς ποιεῖ
λυπούμενος, ὁ δ' ὑβρίζων μεθ' ἡδονῆς. εἰ οὖν οἷς ὀργί-
ζεσθαι μάλιστα δίκαιον, ταῦτα ἀδικώτερα, καὶ ἡ ἀκρασία
5 ἡ δι' ἐπιθυμίαν· οὐ γάρ ἐστιν ἐν θυμῷ ὕβρις. — ὡς μὲν
τοίνυν αἰσχίων ἡ περὶ ἐπιθυμίας ἀκρασία τῆς περὶ τὸν θυ-
μόν, καὶ ὅτι ἔστιν ἡ ἐγκράτεια καὶ ἡ ἀκρασία περὶ ἐπιθυ-
6 μίας καὶ ἡδονὰς σωματικάς, δῆλον, αὐτῶν δὲ τούτων τὰς
διαφορὰς ληπτέον. ὥσπερ γὰρ εἴρηται κατ' ἀρχάς, αἳ
μὲν ἀνθρωπικαί εἰσιν καὶ φυσικαί, καὶ τῷ γένει καὶ τῷ
μεγέθει, αἳ δὲ θηριώδεις, αἳ δὲ διὰ πηρώσεις καὶ νοσή-
ματα. τούτων δὲ περὶ τὰς πρώτας σωφροσύνη καὶ ἀκολα-
σία μόνον ἐστίν· διὸ καὶ τὰ θηρία οὔτε σώφρονα οὔτε ἀκό-
λαστα λέγομεν ἀλλ' ἢ κατὰ μεταφορὰν καὶ εἴ τινι ὅλως
ἄλλο πρὸς ἄλλο διαφέρει γένος τῶν ζῴων ὕβρει καὶ σινα-
μωρίᾳ καὶ τῷ παμφάγον εἶναι· οὐ γὰρ ἔχει προαίρεσιν
οὐδὲ λογισμόν, ἀλλ' ἐξέστηκε τῆς φύσεως, ὥσπερ οἱ μαι-
7 νόμενοι τῶν ἀνθρώπων. ἔλαττον δὲ θηριότης κακίας ⟨κακόν⟩,
φοβερώτερον δέ· οὐ γὰρ διέφθαρται τὸ βέλτιστον, ὥσπερ ἐν
τῷ ἀνθρώπῳ, ἀλλ' οὐκ ἔχει. ὅμοιον οὖν ὥσπερ ἄψυχον συμ-
βάλλειν πρὸς ἔμψυχον, πότερον κάκιον· ἀσινεστέρα γὰρ ἡ
φαυλότης ἀεὶ ἡ τοῦ μὴ ἔχοντος ἀρχήν, ὁ δὲ νοῦς ἀρχή.

17. *φρονεόντων* M^b ‖ ad 23. *ὡς* — 29. *νοσήματα* cf. Wilson l. l. ‖ 25. *ἡ* prius om. K^b, utrumque om. M^b ‖ 28. *ἀνθρώπιναι* K^b ‖ 29. *διὰ*] *καὶ διὰ* O^b ‖ 32. *τινι*] *τι*? Bywater ‖ 33. *σινομωρίᾳ* $K^b L^b$ ‖ 1150a, 1. *κακὸν* add. Rassow ‖ 2. *βέλτιον* $K^b M^b$ ‖ 3. *ἀλλ' ἡμάρτηται καὶ οὐκ* O^b ‖ *συμβαλεῖν* $L^b O^b$.

(VI)

παραπλήσιον οὖν τὸ συμβάλλειν ἀδικίαν πρὸς ἄνθρωπον ἄδικον· ἔστι γὰρ ὡς ἑκάτερον κάκιον· μυριοπλάσια γὰρ ἂν κακὰ ποιήσειεν ἄνθρωπος κακὸς θηρίου.

8 περὶ δὲ τὰς δι' ἁφῆς καὶ γεύσεως ἡδονὰς καὶ λύ- VII
πας καὶ ἐπιθυμίας καὶ φυγάς, περὶ ἃς ἥ τε ἀκολασία καὶ ἡ σωφροσύνη διωρίσθη πρότερον, ἔστι μὲν οὕτως ἔχειν ὥστε ἡττᾶσθαι καὶ ὧν οἱ πολλοὶ κρείττους, ἔστιν δὲ κρατεῖν καὶ ὧν οἱ πολλοὶ ἥττους· τούτων δ' ὁ μὲν περὶ ἡδονὰς ἀκρατὴς ὃ δ' ἐγκρατής, ὁ δὲ περὶ λύπας μαλακὸς ὃ δὲ καρτερικός. μεταξὺ δ' ἡ τῶν πλείστων ἕξις, κἂν εἰ ῥέπουσι μᾶλλον πρὸς τὰς χείρους. ἐπεὶ δ' ἔνιαι τῶν ἡδονῶν ἀναγκαῖαί 2
εἰσιν αἳ δ' οὔ, καὶ μέχρι τινός, αἱ δ' ὑπερβολαὶ οὒ οὐδὲ αἱ ἐλλείψεις, ὁμοίως δὲ καὶ περὶ ἐπιθυμίας ἔχει καὶ λύπας· ὁ μὲν τὰς ὑπερβολὰς διώκων τῶν ἡδέων ἢ καθ' ὑπερβολὰς ἢ διὰ προαίρεσιν, δι' αὐτὰς καὶ μηδὲν δι' ἕτερον ἀποβαῖνον, ἀκόλαστος, ἀνάγκη γὰρ τοῦτον μὴ εἶναι μεταμελητικόν,

6. *παραπλήσιον* — 8. *θηρίου* alteram recensionem esse antecedentium 3. *ὅμοιον* — 5. *ἀρχὴ* intellexit Rassow, *παραπλήσιον* — 7. *κάκιον* om. Garve ‖ *οὖν τοῦτο συμβάλλειν ὥσπερ εἴ τις συμβάλλοι ἀδικίαν* LᵇMᵇOᵇ ‖ ⟨*θηριότητα πρὸς*⟩ *ἀδικίαν* ⟨*ἢ θηρίον κακὸν*⟩ *πρὸς* Ramsauer ‖ 11. *μὲν*] *μὲν οὖν* Mᵇ ‖ 16. *ἐπεὶ* — 32. *ἀκόλαστος* = 1147b, 23. *ἐπεὶ* — 1148a, 22. *ἰσχυρά* secl. Rassow, *ἐπεὶ* — 24. *προαίρεσιν* et 31. *τῶν* — b, 19. *ἐστὶν* alteram recensionem antecedentium 9. *περὶ* — 16. *χείρους* tertiamque 1152a, 25. *ἔστι* — 27. *δυνάμεως*, et 25. *τῶν* — 31. *ἀκρατοῦς* duo fragmenta esse olim cum 1148a, 22 — b, 14. ita copulata, ut 27. *παντὶ* — 31. *ἀκρατοῦς* altera sint recensio verborum 1148a, 17. *διὸ* — 22. *ἰσχυρά* ci. Wilson ‖ 18. *λύπας*] *φυγὰς* Rassow ‖ 19. *ἢ καθ' ὑπερβολὴν* Mᵇ, *ἢ μὴ καθάπερ ὑπερβολαὶ* Muretus, *ἢ ὑπερβολαὶ* Bywater ‖ 20. *ἢ διὰ*] *καὶ διὰ* Mᵇ, *ἀλλὰ διὰ* Muretus, *ἢ διὰ* Michelet, *εἰ διὰ* Gifanius.

(VII)
ὥστ' ἀνίατος· ὁ γὰρ ἀμεταμέλητος ἀνίατος. ὁ δ' ἐλλείπων
ὁ ἀντικείμενος, ὁ δὲ μέσος σώφρων. ὁμοίως δὲ καὶ ὁ φεύ-
γων τὰς σωματικὰς λύπας μὴ δι' ἧτταν ἀλλὰ διὰ προ-
3 αίρεσιν. τῶν δὲ μὴ προαιρουμένων ὃ μὲν ἄγεται διὰ τὴν
ἡδονήν, ὃ δὲ διὰ τὸ φεύγειν τὴν λύπην τὴν ἀπὸ τῆς ἐπι-
θυμίας, ὥστε διαφέρουσιν ἀλλήλων. παντὶ δ' ἂν δόξειεν χεί-
ρων εἶναι, εἴ τις μὴ ἐπιθυμῶν ἢ ἠρέμα πράττοι τι αἰσχρόν,
ἢ εἰ σφόδρα ἐπιθυμῶν, καὶ εἰ μὴ ὀργιζόμενος τύπτοι ἢ
εἰ ὀργιζόμενος· τί γὰρ ἂν ἐποίει ἐν πάθει ὤν; διὸ ὁ ἀκό-
λαστος χείρων τοῦ ἀκρατοῦς. τῶν δὴλεχθέντων τὸ μὲν μα-
4 λακίας εἶδος μᾶλλον, ὃ δ' ἀκόλαστος. ἀντίκειται δὲ τῷ
μὲν ἀκρατεῖ ὁ ἐγκρατής, τῷ δὲ μαλακῷ ὁ καρτερικός· τὸ
μὲν γὰρ καρτερεῖν ἐστιν ἐν τῷ ἀντέχειν, ἡ δ' ἐγκράτεια
ἐν τῷ κρατεῖν, ἕτερον δὲ τὸ ἀντέχειν καὶ κρατεῖν, ὥσπερ
καὶ τὸ μὴ ἡττᾶσθαι τοῦ νικᾶν· διὸ καὶ αἱρετώτερον ἐγκρά-
5 τεια καρτερίας ἐστίν. ὁ δ' ἐλλείπων πρὸς ἃ οἱ πολλοὶ καὶ 1150b
ἀντιτείνουσι καὶ δύνανται, οὗτος μαλακὸς καὶ τρυφῶν (καὶ
γὰρ ἡ τρυφὴ μαλακία τις ἐστίν), ὃς ἕλκει τὸ ἱμάτιον, ἵνα
μὴ πονήσῃ τὴν ἀπὸ τοῦ αἴρειν λύπην, καὶ μιμούμενος τὸν
6 κάμνοντα οὐκ οἴεται ἄθλιος εἶναι, ἀθλίῳ ὅμοιος ὤν. ὁμοίως
δ' ἔχει καὶ περὶ ἐγκράτειαν καὶ ἀκρασίαν. οὐ γὰρ εἴ τις
ἰσχυρῶν καὶ ὑπερβαλλουσῶν ἡδονῶν ἡττᾶται ἢ λυπῶν,
θαυμαστόν, ἀλλὰ συγγνωμονικὸν εἰ ἀντιτείνων, ὥσπερ ὁ

22. ἀνίατος post 31. ἀκρατοῦς traiciendum censet Ramsauer ‖ 25. δι' ἡδονὴν $L^b O^b$ ‖ 26. τὴν ἀπὸ τῆς ἐπιθυμίας secludi vult Gifanius ‖ 28. μή τις $L^b O^b$ ‖ πράττει $L^b M^b$ ‖ 29. εἰ post καὶ om. K^b ‖ τύπτει $L^b M^b$ ‖ τύπτοι — 30. ὀργιζόμενος om. K^b ‖ 31. δὲ Aldina, Rassow ‖ 33. ἐγκρατής — μαλακῷ] μαλακός — ἐγκρατεῖ scribendum censet Wilson ‖ 1150b, 1. καὶ ante οἱ $L^b O^b$, om. M^b ‖ 5. οὐκ secl. Schneider ‖ 6. εἴ om. pr. K^b.

(VII)

Θεοδέκτου Φιλοκτήτης ὑπὸ τοῦ ἔχεως πεπληγμένος ἢ ὁ Καρκίνου ἐν τῇ Ἀλόπῃ Κερκύων, καὶ ὥσπερ οἱ κατέχειν πειρώμενοι τὸν γέλωτα ἀθρόον ἐκκαγχάζουσιν, οἷον συνέπεσεν Ξενοφάντῳ, ἀλλ' εἴ τις πρὸς ἃς οἱ πολλοὶ δύνανται ἀντέχειν, τούτων ἡττᾶται καὶ μὴ δύναται ἀντιτείνειν, μὴ διὰ φύσιν τοῦ γένους ἢ διὰ νόσον, οἷον ἐν τοῖς Σκυθῶν βασιλεῦσιν ἡ μαλακία διὰ τὸ γένος, καὶ ὡς τὸ θῆλυ πρὸς τὸ ἄρρεν διέστηκεν. δοκεῖ δὲ καὶ ὁ παιδιώδης ἀκόλαστος εἶναι, 7
ἔστιν δὲ μαλακός. ἡ γὰρ παιδιὰ ἄνεσίς ἐστιν, εἴπερ ἀνάπαυσις· τῶν δὲ πρὸς ταύτην ὑπερβαλλόντων ὁ παιδιώδης ἐστίν. ἀκρασίας δὲ τὸ μὲν προπέτεια τὸ δ' ἀσθένεια. οἳ 8
μὲν γὰρ βουλευσάμενοι οὐκ ἐμμένουσιν οἷς ἐβουλεύσαντο διὰ τὸ πάθος, οἳ δὲ διὰ τὸ μὴ βουλεύσασθαι ἄγονται ὑπὸ τοῦ πάθους. ἔνιοι γάρ, ὥσπερ προγαργαλίσαντες οὐ γαργαλίζονται, οὕτω καὶ προαισθόμενοι καὶ προϊδόντες καὶ προεγείραντες ἑαυτοὺς καὶ τὸν λογισμὸν οὐχ ἡττῶνται ὑπὸ τοῦ πάθους, οὔτ' ἂν ἡδὺ ᾖ οὔτ' ἂν λυπηρόν. μάλιστα δ' οἱ ὀξεῖς καὶ μελαγχολικοὶ τὴν προπετῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· οἳ μὲν γὰρ διὰ τὴν ταχυτῆτα οἳ δὲ διὰ τὴν σφοδρότητα οὐκ ἀναμένουσιν τὸν λόγον, διὰ τὸ ἀκολουθητικοὶ εἶναι τῇ φαντασίᾳ.

9 ἔστιν δ' ὁ μὲν ἀκόλαστος, ὥσπερ ἐλέχθη, οὐ μετα- VIII
μελητικός (ἐμμένει γὰρ τῇ προαιρέσει)· ὁ δ' ἀκρατὴς μεταμελητικὸς πᾶς. διὸ οὐχ ὥσπερ ἠπορήσαμεν, οὕτω καὶ ἔχει, ἀλλ' ὃ μὲν ἀνίατος ὃ δ' ἰατός· ἔοικε γὰρ ἡ μὲν μοχθηρία τῶν νοσημάτων οἷον ὑδέρῳ καὶ φθίσει, ἡ δ' ἀκρασία τοῖς ἐπιληπτικοῖς· ἣ μὲν γὰρ συνεχὴς ἣ δ' οὐ συνεχὴς

14. οἷον] ὥσπερ Ob ‖ 16. ἀκρατὴς Zwinger ‖ 17. δὲ] γὰρ LbOb ‖ οὖν post εἴπερ add. KbMb ‖ 22. προγαργαλισθέντες LbMb, οἱ προγαργαλίσαντες Ob ‖ 23. προαισθανόμενοι pr. Kb ‖ 30. ἐμμένει — μεταμελητικός om. Kb ‖ 32. ἀλλ' ὁ μὲν εὐίατος LbOb, om. Kb ‖ δ' ἀνίατος LbOb.

(VIII)
πονηρία. καὶ ὅλως δ' ἕτερον τὸ γένος ἀκρασίας καὶ κα-
κίας· ἡ μὲν γὰρ κακία λανθάνει, ἡ δὲ ἀκρασία οὐ λανθάνει.
2 αὐτῶν δὲ τούτων βελτίους οἱ ἐκστατικοὶ ἢ οἱ τὸν λόγον 1151a
ἔχοντες μέν, μὴ ἐμμένοντες δέ· ὑπ' ἐλάττονος γὰρ πάθους
ἡττῶνται, καὶ οὐκ ἀπροβούλευτοι ὥσπερ ἅτεροι· ὅμοιος γὰρ
ὁ ἀκρατής ἐστιν τοῖς ταχὺ μεθυσκομένοις καὶ ὑπὸ ὀλίγου
3 οἴνου καὶ ἐλάττονος ἢ ὡς οἱ πολλοί. ὅτι μὲν οὖν κακία ἡ
ἀκρασία οὐκ ἔστιν, φανερόν, ἀλλὰ πὴ ἴσως. τὸ μὲν γὰρ
παρὰ προαίρεσιν τὸ δὲ κατὰ τὴν προαίρεσιν ἐστίν· οὐ μὴν ἀλλ'
ὅμοιόν γε κατὰ τὰς πράξεις ὥσπερ τὸ Δημοδόκου εἰς Μιλη-
σίους "Μιλήσιοι ἀξύνετοι μὲν οὐκ εἰσίν, δρῶσιν δ' οἷάπερ
οἱ ἀξύνετοι", καὶ οἱ ἀκρατεῖς ἄδικοι μὲν οὐκ εἰσίν, ἀδικοῦσιν
4 δέ. ἐπεὶ δ' ὃ μὲν τοιοῦτος οἷος μὴ διὰ τὸ πεπεῖσθαι διώ-
κειν τὰς καθ' ὑπερβολὴν καὶ παρὰ τὸν ὀρθὸν λόγον σω-
ματικὰς ἡδονάς, ὃ δὲ πέπεισται διὰ τὸ τοιοῦτος εἶναι οἷος
διώκειν αὐτάς, ἐκεῖνος μὲν οὖν εὐμετάπειστος, οὗτος δὲ οὔ·
ἡ γὰρ ἀρετὴ καὶ ἡ μοχθηρία τὴν ἀρχὴν ἣ μὲν φθείρει ἣ
δὲ σῴζει, ἐν δὲ ταῖς πράξεσιν τὸ οὗ ἕνεκα ἀρχή, ὥσπερ ἐν
τοῖς μαθηματικοῖς αἱ ὑποθέσεις· οὔτε δὴ ἐκεῖ ὁ λόγος δι-
δασκαλικὸς τῶν ἀρχῶν οὔτε ἐνταῦθα, ἀλλ' ἀρετὴ ἢ φυσικὴ
ἢ ἐθιστὴ τοῦ ὀρθοδοξεῖν περὶ τὴν ἀρχήν. σώφρων μὲν οὖν ὁ
5 τοιοῦτος, ἀκόλαστος δ' ὁ ἐναντίος. ἔστιν δέ τις διὰ πάθος ἐκ-
στατικὸς παρὰ τὸν ὀρθὸν λόγον, ὃν ὥστε μὲν μὴ πράττειν

35. *καὶ ὅλως* — 36. *οὐ λανθάνει* secl. Susemihl ‖ 1151a, 2. *μὲν ἔχοντες* $L^b O^b$ ‖ 6. *οὐκ* om. $K^b L^b$ ‖ *ἀλλά πη ἴσως* secl. Ramsauer ‖ 7. *τὴν* om. $M^b O^b$ ‖ 9. *Μιλήσιοι* — 10. *ἀξύνετοι* finem hexametri et pentametrum esse censet Richards ‖ *γὰρ* post *Μιλήσιοι* add. $L^b O^b$ ‖ 10. *οἱ ἀξύνετοι*] *ἀξύνετοι* O^b, *ἀξύνετοι* Richards ‖ *ἀδικήσουσι* K^b ‖ 14. *αὐτός* pr. K^b ‖ *μετάπειστος* pr. K^b ‖ *οὗτος δὲ* K^b: *ὁ δ'* ‖ 15. *καὶ ἡ*] *καὶ* $K^b M^b$ ‖ 17. *ὁ* om. $L^b O^b$ ‖ 19. *ἐθιστικὴ* M^b, *ἠθικὴ* O^b.

(VIII)

κατὰ τὸν ὀρθὸν λόγον κρατεῖ τὸ πάθος, ὥστε δ' εἶναι τοιοῦτον οἷον πεπεῖσθαι διώκειν ἀνέδην δεῖν τὰς τοιαύτας ἡδονὰς οὐ κρατεῖ· οὗτός ἐστιν ὁ ἀκρατής, βελτίων τοῦ ἀκολάστου, οὐδὲ φαῦλος ἁπλῶς· σῴζεται γὰρ τὸ βέλτιστον, ἡ ἀρχή. ἄλλος δ' ἐναντίος, ὁ ἐμμενετικὸς καὶ οὐκ ἐκστατικὸς διά γε τὸ πάθος. φανερὸν δὴ ἐκ τούτων ὅτι ἣ μὲν σπουδαία ἕξις, ἣ δὲ φαύλη.

10 *πότερον οὖν ἐγκρατής ἐστιν ὁ ὁποιῳοῦν λόγῳ καὶ ὁποιᾳοῦν προαιρέσει ἐμμένων ἢ ὁ τῇ ὀρθῇ, καὶ ἀκρατὴς δὲ ὁ ὁποιᾳοῦν μὴ ἐμμένων προαιρέσει καὶ ὁποιῳοῦν λόγῳ ἢ ὁ τῷ μὴ ψευδεῖ λόγῳ καὶ τῇ προαιρέσει τῇ ὀρθῇ, ὥσπερ ἠπορήθη πρότερον; ἢ κατὰ μὲν συμβεβηκὸς ὁποιᾳοῦν, καθ' αὑτὸ δὲ τῷ ἀληθεῖ λόγῳ καὶ τῇ ὀρθῇ προαιρέσει ὃ μὲν ἐμμένει ὃ δ' οὐκ ἐμμένει; εἰ γάρ τις τοδὶ διὰ τοδὶ* IX
1151b *αἱρεῖται ἢ διώκει, καθ' αὑτὸ μὲν τοῦτο διώκει καὶ αἱρεῖται, κατὰ συμβεβηκὸς δὲ τὸ πρότερον. ἁπλῶς δὲ λέγομεν τὸ καθ' αὑτό. ὥστε ἔστι μὲν ὡς ὁποιᾳοῦν δόξῃ ὃ μὲν ἐμμένει ὃ δ' ἐξίσταται, ἁπλῶς δὲ [ὁ] τῇ ἀληθεῖ. — εἰσὶ δέ τινες οἳ* 2 *ἐμμενετικοὶ τῇ δόξῃ εἰσίν, οὓς καλοῦσιν ἰσχυρογνώμονας, οἷον δύσπειστοι καὶ οὐκ εὐμετάπειστοι· οἳ ὅμοιον μέν τι ἔχουσιν τῷ ἐγκρατεῖ, οἷον ὁ ἄσωτος τῷ ἐλευθερίῳ καὶ ὁ θρασὺς τῷ θαρραλέῳ, εἰσὶ δ' ἕτεροι κατὰ πολλά. ὃ μὲν γὰρ*

24. *ὢν* post *βελτίων* add. Ald. ‖ 25. *οὐδὲ*] *ὁ δὲ* $K^b L^b$ ‖ 27. *τούτου* M^b ‖ 29. *ὁ* om. pr. K^b ‖ 30. *ἢ* om. pr. K^b ‖ *δὲ ὁ*] *δὲ* L^b et pr. K^b ‖ 32. *μὴ ψευδεῖ* L^b: *ψευδεῖ* cett., *ἀψευδεῖ* Coraes, *ἀληθεῖ* Muretus ‖ *ὀρθῇ* L^b: *μὴ ὀρθῇ* cett. ‖ 33. *μὲν* om. M^b ‖ *συμβεβηκὸς ὁ ὁποιᾳοῦν* $M^b O^b$ ‖ 34. *καθ' αὑτὸ*] *καθὰ* K^b ‖ *δὲ*] *δὲ ὁ* $K^b M^b$ ‖ 1151b, 4. *ὁ* del. Turnebus ‖ *οἳ*] *καὶ* M^b ‖ 5. *εἰσίν* K^b: *εἰσὶ δὲ* $L^b O^b$, om. M^b ‖ 6. *οἷον*] *οἱ* pr. K^b et corr. L^b ‖ 7. *οἷον*] *ὥσπερ* $L^b O^b$ ‖ *τῷ* om. pr. K^b.

(IX)
διὰ πάθος καὶ ἐπιθυμίαν οὐ μεταβάλλει, ὁ ἐγκρατής, ἐπεὶ
εὔπειστος, ὅταν τύχῃ, ἔσται ὁ ἐγκρατής· ὃ δὲ οὐχ ὑπὸ λό-
γου, ἐπεὶ ἐπιθυμίας γε λαμβάνουσιν, καὶ ἄγονται πολλοὶ
3 ὑπὸ τῶν ἡδονῶν. εἰσὶ δὲ ἰσχυρογνώμονες οἱ ἰδιογνώμονες
καὶ οἱ ἀμαθεῖς καὶ οἱ ἄγροικοι, οἱ μὲν ἰδιογνώμονες δι'
ἡδονὴν καὶ λύπην· χαίρουσι γὰρ νικῶντες ἐὰν μὴ μετα-
πείθωνται, καὶ λυποῦνται ἐὰν ἄκυρα τὰ αὐτῶν ᾖ ὥσπερ
ψηφίσματα· ὥστε μᾶλλον τῷ ἀκρατεῖ ἐοίκασιν ἢ τῷ ἐγκρα-
4 τεῖ. — εἰσὶ δέ τινες οἳ τοῖς δόξασιν οὐκ ἐμμένουσιν οὐ δι'
ἀκρασίαν, οἷον ἐν τῷ Φιλοκτήτῃ τῷ Σοφοκλέους ὁ Νεο-
πτόλεμος. καίτοι δι' ἡδονὴν οὐκ ἐνέμεινεν, ἀλλὰ καλήν· τὸ
γὰρ ἀληθεύειν αὐτῷ καλὸν ἦν, ἐπείσθη δ' ὑπὸ τοῦ Ὀδυσ-
σέως ψεύδεσθαι. οὐ γὰρ πᾶς ὁ δι' ἡδονήν τι πράττων οὔτ'
ἀκόλαστος οὔτε φαῦλος οὔτ' ἀκρατής, ἀλλ' ὁ δι' αἰσχράν.
5 ἐπεὶ δ' ἔστι τις καὶ τοιοῦτος οἷος ἧττον ἢ δεῖ τοῖς 11
σωματικοῖς χαίρειν, καὶ οὐκ ἐμμένων τῷ λόγῳ ᾖ τοιοῦτος,
τούτου καὶ τοῦ ἀκρατοῦς μέσος ὁ ἐγκρατής. ὁ μὲν γὰρ ἀκρα-
τὴς οὐκ ἐμμένει τῷ λόγῳ διὰ τὸ μᾶλλόν τι, οὗτος δὲ διὰ
τὸ ἧττόν τι· ὁ δ' ἐγκρατὴς ἐμμένει καὶ οὐδὲ δι' ἕτερον
μεταβάλλει. δεῖ δέ, εἴπερ ἡ ἐγκράτεια σπουδαῖον, ἀμφοτέ-
ρας τὰς ἐναντίας ἕξεις φαύλας εἶναι, ὥσπερ καὶ φαίνον-
ται· ἀλλὰ διὰ τὸ τὴν ἑτέραν ἐν ὀλίγοις καὶ ὀλιγάκις εἶναι

9. διὰ] οὐ διὰ Imelmann ‖ ὁ ἐγκρατής secl. Scaliger ‖ 10. ἔσται ὁ ἐγκρατής secl. Vermehren ‖ ὃ] οἱ Γ ‖ 11. ἔπειτ' Lambinus ‖ 15. ἐὰν om. pr. K^b ‖ αὑτῶν Ramsauer ‖ 20. καλὸν] ἡδὺ Ramsauer ‖ 21. τι om. $L^b O^b$ ‖ οὔτ' ἀκόλαστος οὔτε φαῦλος οὔτ' K^b: ἢ ἀκόλαστος ἢ φαῦλος ἢ $L^b M^b O^b$, ἔστι φαῦλος εἴτ' ἀκόλαστος εἴτ' Ramsauer ‖ 23. οἷος ὁ ἧττον Coraes ‖ 24. χαίρειν Asp. et Muretus: χαίρων ‖ ἐμμένειν Muretus ‖ ᾖ τοιοῦτος M^b: ὁ τοιοῦτος $K^b L^b O^b$, ὁ Bywater (secluso τοιοῦτος).

(IX)

φανεράν, ὥσπερ ἡ σωφροσύνη τῇ ἀκολασίᾳ δοκεῖ ἐναντίον εἶναι μόνον, οὕτως καὶ ἡ ἐγκράτεια τῇ ἀκρασίᾳ.

ἐπεὶ δὲ καθ' ὁμοιότητα πολλὰ λέγεται, καὶ ἡ ἐγκρά- 6
τεια ἡ τοῦ σώφρονος καθ' ὁμοιότητα ἠκολούθηκεν· ὅ τε γὰρ ἐγκρατὴς οἷος μηδὲν παρὰ τὸν λόγον διὰ τὰς σωματικὰς ἡδο-
1152a νὰς ποιεῖν καὶ ὁ σώφρων, ἀλλ' ὃ μὲν ἔχων ὃ δ' οὐκ ἔχων φαύλας ἐπιθυμίας, καὶ ὃ μὲν τοιοῦτος οἷος μὴ ἥδεσθαι παρὰ τὸν λόγον, ὃ δ' οἷος ἥδεσθαι ἀλλὰ μὴ ἄγεσθαι.
ὅμοιοι δὲ καὶ ὁ ἀκρατὴς καὶ ὁ ἀκόλαστος, ἕτεροι μὲν ὄντες, 7
ἀμφότεροι δὲ τὰ σωματικὰ ἡδέα διώκουσιν, ἀλλ' ὃ μὲν καὶ οἰόμενος δεῖν, ὃ δ' οὐκ οἰόμενος.

οὐδ' ἅμα φρόνιμον καὶ ἀκρατῆ ἐνδέχεται εἶναι τὸν αὐτόν· X
ἅμα γὰρ φρόνιμος καὶ σπουδαῖος τὸ ἦθος δέδεικται ὤν. ἔτι 2
οὐ τῷ εἰδέναι μόνον φρόνιμος ἀλλὰ καὶ τῷ πρακτικός· ὁ δ' ἀκρατὴς οὐ πρακτικός. τὸν δὲ δεινὸν οὐδὲν κωλύει ἀκρατῆ εἶναι· διὸ καὶ δοκοῦσιν ἐνίοτε φρόνιμοι μὲν εἶναί τινες ἀκρατεῖς δέ, διὰ τὸ τὴν δεινότητα διαφέρειν τῆς φρονήσεως τὸν εἰρημένον τρόπον ἐν τοῖς πρώτοις λόγοις, καὶ κατὰ μὲν τὸν λόγον ἐγγὺς εἶναι, διαφέρειν δὲ κατὰ τὴν προαίρεσιν.

οὐδὲ δὴ ὡς ὁ εἰδὼς καὶ θεωρῶν, ἀλλ' ὡς ὁ καθεύδων ἢ 3
οἰνωμένος. καὶ ἑκὼν μέν (τρόπον γάρ τινα εἰδὼς καὶ ὃ ποιεῖ καὶ οὗ ἕνεκα), πονηρὸς δ' οὔ· ἡ γὰρ προαίρεσις ἐπιεικής· ὥσθ' ἡμιπόνηρος. καὶ οὐκ ἄδικος· οὐ γὰρ ἐπίβουλος· ὃ μὲν γὰρ αὐτῶν οὐκ ἐμμενετικὸς οἷς ἂν βουλεύσηται, ὃ δὲ μελαγχολικὸς οὐδὲ βουλευτικὸς ὅλως. καὶ ἔοικεν δὴ ὁ ἀκρατὴς πόλει ἣ ψηφίζεται μὲν ἅπαντα τὰ δέοντα καὶ νόμους ἔχει σπουδαίους, χρῆται δ' οὐδέν, ὥσπερ Ἀναξανδρίδης ἔσκωψεν

ἡ πόλις ἐβούλεθ', ᾗ νόμων οὐδὲν μέλει·

1152a, 4. καὶ ὁ] καὶ K^b ‖ 7. οὐδ' — 14. προαίρεσιν alteram recensionem esse verborum 1146a, 4. φρονήσεως — 9. ἀρετάς opinatur Wilson ‖ 11. μὲν om. M^b ‖ 22. οὐδενὶ $L^b M^b O^b$ ‖ καθάπερ $L^b O^b$ ‖ 23. ἐβουλεύετο $L^b O^b$, ἐβούλετο K^b.

(X)

4 ὁ δὲ πονηρὸς χρωμένῃ μὲν τοῖς νόμοις, πονηροῖς δὲ χρωμένῃ.

ἔστιν δὲ ἀκρασία καὶ ἐγκράτεια περὶ τὸ ὑπερβάλλον τῆς τῶν πολλῶν ἕξεως· ὃ μὲν γὰρ ἐμμένει μᾶλλον ὃ δ' ἧττον τῆς τῶν πλείστων δυνάμεως.

εὐιατοτέρα δὲ τῶν ἀκρασιῶν, ἣν οἱ μελαγχολικοὶ ἀκρατεύονται, τῶν βουλευομένων μὲν μὴ ἐμμενόντων δέ, καὶ οἱ δι' ἐθισμοῦ ἀκρατεῖς τῶν φυσικῶν· ῥᾷον γὰρ ἔθος μετακινῆσαι φύσεως· διὰ γὰρ τοῦτο καὶ τὸ ἔθος χαλεπόν, ὅτι τῇ φύσει ἔοικεν, ὥσπερ καὶ Εὔηνος λέγει

φημὶ πολυχρόνιον μελέτην ἔμεναι, φίλε, καὶ δὴ
ταύτην ἀνθρώποισι τελευτῶσαν φύσιν εἶναι.

5 τί μὲν οὖν ἐστιν ἐγκράτεια καὶ τί ἀκρασία καὶ τί 12
καρτερία καὶ τί μαλακία, καὶ πῶς ἔχουσιν αἱ ἕξεις αὗται
XI πρὸς ἀλλήλας, εἴρηται· [περὶ δὲ ἡδονῆς καὶ λύπης θεωρῆσαι τοῦ τὴν πολιτικὴν φιλοσοφοῦντος. οὗτος γὰρ τοῦ 1152b
τέλους ἀρχιτέκτων, πρὸς ὃ βλέποντες ἕκαστον τὸ μὲν κακὸν
2 τὸ δ' ἀγαθὸν ἁπλῶς λέγομεν. ἔτι δὲ καὶ τῶν ἀναγκαίων ἐπισκέψασθαι περὶ αὐτῶν· τήν τε γὰρ ἀρετὴν καὶ τὴν κακίαν τὴν ἠθικὴν περὶ λύπας καὶ ἡδονὰς ἔθεμεν, καὶ τὴν εὐδαιμονίαν οἱ πλεῖστοι μεθ' ἡδονῆς εἶναί φασιν, διὸ καὶ τὸν μακάριον ὠνομάκασιν ἀπὸ τοῦ χαίρειν.

3 τοῖς μὲν οὖν δοκεῖ οὐδεμία ἡδονὴ εἶναι ἀγαθόν, οὔτε καθ' αὑτὸ οὔτε κατὰ συμβεβηκός (οὐ γὰρ εἶναι ταὐτὸν ἀγαθὸν καὶ ἡδονήν)· τοῖς δ' ἔνιαι μὲν εἶναι, αἱ δὲ πολλαὶ φαῦλαι· ἔτι δὲ τούτων τρίτον, εἰ καὶ πᾶσαι ἀγαθόν, ὅμως μὴ ἐνδέ-

24. *τοῖς* et *χρωμένῃ* alterum secl. Scaliger ‖ 28. *εὐιατοτέρα* — 33. *εἶναι* olim cum 1150b, 19. *ἀκρασίας* — 28. *φαντασίᾳ* coniuncta fuisse alteramque esse recensionem verborum 1151a, 1. *αὐτῶν* — 5. *πολλοί* arbitratur Wilson ‖ 29. *βουλευσαμένων* $K^b M^b$ ‖ 30. *τῶν φύσει* Ramsauer ‖ 32. *φησὶ* K^b ‖ 36. *περὶ* — 1154b, 31. *ἐπιεικής* Eudemo tribuunt Asp. et alii ‖ 1152b, 2. ὃ] ὃ ἂν K^b, ὃν M^b ‖ 7. *τοῦ μάλιστα χαίρειν* M^b ‖ 9. *ταὐτὸν*] *ταὐτὸ τὸ* K^b.

χεσθαι εἶναι τὸ ἄριστον ἡδονήν. ὅλως μὲν οὖν οὐκ ἀγαθόν, ὅτι 4
πᾶσα ἡδονὴ γένεσίς ἐστιν εἰς φύσιν αἰσθητή, οὐδεμία δὲ γένεσις συγγενὴς τοῖς τέλεσιν, οἷον οὐδεμία οἰκοδόμησις οἰκίᾳ. ἔτι ὁ σώφρων φεύγει τὰς ἡδονάς. ἔτι ὁ φρόνιμος τὸ ἄλυπον διώκει, οὐ τὸ ἡδύ. ἔτι ἐμπόδιον τῷ φρονεῖν αἱ ἡδοναί, καὶ ὅσῳ μᾶλλον χαίρει, μᾶλλον, οἷον τῇ τῶν ἀφροδισίων· οὐδένα γὰρ ἂν δύνασθαι νοῆσαί τι ἐν αὐτῇ. ἔτι τέχνη οὐδεμία ἡδονῆς· καίτοι πᾶν ἀγαθὸν τέχνης ἔργον. ἔτι παιδία καὶ θηρία διώκει τὰς ἡδονάς. τοῦ δὲ μὴ πάσας σπουδαίας, 5
ὅτι εἰσὶν καὶ αἰσχραὶ καὶ ὀνειδιζόμεναι, καὶ ὅτι βλαβεραί· νοσώδη γὰρ ἔνια τῶν ἡδέων. ὅτι δ' οὐ τἄριστον ἡ ἡδονή, ὅτι οὐ τέλος ἀλλὰ γένεσις.

13 τὰ μὲν οὖν λεγόμενα σχεδὸν ταῦτ' ἐστίν· ὅτι δ' οὐ XII
συμβαίνει διὰ ταῦτα μὴ εἶναι ἀγαθὸν μηδὲ τὸ ἄριστον, ἐκ τῶνδε δῆλον. πρῶτον μέν, ἐπεὶ τὸ ἀγαθὸν διχῶς (τὸ μὲν γὰρ ἁπλῶς τὸ δὲ τινί), καὶ αἱ φύσεις καὶ αἱ ἕξεις ἀκολουθήσουσιν, ὥστε καὶ αἱ κινήσεις καὶ αἱ γενέσεις, καὶ αἱ φαῦλαι δοκοῦσαι εἶναι αἳ μὲν ἁπλῶς φαῦλαι <αἳ δὲ τινὶ μὲν φαῦλαι> τινὶ δ' οὔ ἀλλ' αἱρεταὶ τῷδε, ἔνιαι δ' οὐδὲ τῷδε ἀλλὰ πότὲ καὶ ὀλίγον χρόνον αἱρεταί<, ἀεὶ> δ' οὔ, αἳ δὲ οὐδ' ἡδοναί, ἀλλὰ φαίνονται, ὅσαι μετὰ λύπης καὶ ἰατρείας ἕνεκεν, οἷον αἱ τῶν καμνόντων. — ἔτι ἐπεὶ τοῦ ἀγαθοῦ τὸ μὲν ἐνέργεια τὸ δ' ἕξις, 2

13. *αἰσθητήν* K^b ‖ 17. *τὴν* O^b et pr. L^b ‖ 21. *καὶ ὅτι*] *καὶ ἔτι* $L^b O^b$ ‖ 22. *οὐ τἄριστον* Spengel: *οὐκ ἄριστον* ‖ *ἡ* om. K^b ‖ 24. *σχεδὸν τοιαῦτ' ἐστὶν* O^b, *ταῦτ' ἐστὶ σχεδόν* K^b ‖ 27. *καὶ ἕξεις* K^b ‖ *ἀκολουθήσουσιν* secl. Scaliger ‖ 28. post *γενέσεις* add. O^b *ἀκολουθήσουσι* ‖ *αἱ φαῦλαι* — 29. *εἶναι* secl. Gifanius ‖ 29. *εἶναι αἳ μὲν* om. K^b ‖ *αἳ* — *φαῦλαι* add. Rassow ‖ 30. *ἀλλὰ*] *ἀλλ' ἢ* Bekker, at cf. Ind. Aristot. 33b, 14 sqq. ‖ 31. *ἀεὶ* add. Rassow, *ἁπλῶς* add. Asp.

(XII)
*κατὰ συμβεβηκὸς αἱ καθιστᾶσαι εἰς τὴν φυσικὴν ἕξιν ἡδεῖαι
εἰσίν. ἔστι δ' ἡ ἐνέργεια ἐν ταῖς ἐπιθυμίαις τῆς ὑπολοίπου
ἕξεως καὶ φύσεως, ἐπεὶ καὶ ἄνευ λύπης καὶ ἐπιθυμίας εἰσὶν
ἡδοναί, οἷον αἱ τοῦ θεωρεῖν ἐνέργειαι, τῆς φύσεως οὐκ ἐνδε-
ούσης. σημεῖον δ' ὅτι οὐ τῷ αὐτῷ χαίρουσιν ἡδεῖ ἀναπληρου-
μένης τε τῆς φύσεως καὶ καθεστηκυίας, ἀλλὰ καθεστηκυίας
μὲν τοῖς ἁπλῶς ἡδέσιν, ἀναπληρουμένης δὲ καὶ τοῖς ἐναντίοις·
καὶ γὰρ ὀξέσι καὶ πικροῖς χαίρουσιν, ὧν οὐδὲν οὔτε φύσει ἡδὺ
οὔθ' ἁπλῶς ἡδύ. ὥστ' οὐδ' ἡδοναί· ὡς γὰρ τὰ ἡδέα πρὸς ἄλ-*
3 *ληλα συνέστηκεν, οὕτω καὶ αἱ ἡδοναὶ αἱ ἀπὸ τούτων. — ἔτι οὐκ
ἀνάγκη ἕτερόν τι εἶναι βέλτιον τῆς ἡδονῆς, ὥσπερ τινές φασι
τὸ τέλος τῆς γενέσεως. οὐ γὰρ γενέσεις εἰσὶν οὐδὲ μετὰ γενέ-
σεως πᾶσαι, ἀλλ' ἐνέργειαι καὶ τέλος· οὐδὲ γινομένων συμ-
βαίνουσιν ἀλλὰ χρωμένων· καὶ τέλος οὐ πασῶν ἕτερόν τι,
ἀλλὰ τῶν εἰς τὴν τελέωσιν ἀγομένων τῆς φύσεως. διὸ καὶ
οὐ καλῶς ἔχει τὸ αἰσθητὴν γένεσιν φάναι εἶναι τὴν ἡδονήν,
ἀλλὰ μᾶλλον λεκτέον ἐνέργειαν τῆς κατὰ φύσιν ἕξεως, ἀντὶ
δὲ τοῦ αἰσθητὴν ἀνεμπόδιστον. δοκεῖ δὲ γένεσίς τισιν εἶναι,
ὅτι κυρίως ἀγαθόν· τὴν γὰρ ἐνέργειαν γένεσιν οἴονται εἶναι,*
4 *ἔστιν δ' ἕτερον. — τὸ δ' εἶναι φαύλας ὅτι νοσώδη ἔνια ἡδέα,
τὸ αὐτὸ καὶ ὅτι ὑγιεινὰ ἔνια φαῦλα πρὸς χρηματισμόν.
ταύτῃ οὖν φαῦλα ἄμφω, ἀλλ' οὐ φαῦλα κατά γε τοῦτο,*
5 *ἐπεὶ καὶ τὸ θεωρεῖν ποτε βλάπτει πρὸς ὑγίειαν. — ἐμποδίζει
δὲ οὔτε φρονήσει οὔθ' ἕξει οὐδεμιᾷ ἡ ἀφ' ἑκάστης ἡδονή, ἀλλ'*

35. *εἰσίν. ὅτι αἱ ἐνέργειαι μὲν ταῖς* K^b ‖ *ὑπολύπου* M^b, *ἐπιλοίπου* $L^b O^b$, *ὑπελλιποῦς* Muretus, *ἐπιλύπου* Gifanius ‖ 1153a, 1. *ἡ τοῦ θεωρεῖν ἐνέργεια* K^b ‖ *ἐνδεοῦσης* K^b (*ἐνδεούσης* corr. m. 1): *ἐνδεοῦς οὔσης* $L^b M^b$, *ἐνδεούσης οὔσης* O^b ‖ 2. *ἡδεῖ χαίρουσιν* M^b, *ἤδη χαίρουσιν* K^b ‖ 7. *διέστηκεν* Bonitz ‖ *αἱ ἡδοναὶ ἀπὸ τούτων* pr. K^b, *αἱ ἀπὸ τούτων ἡδοναί* M^b ‖ 12. *τὴν* om. $L^b M^b$ ‖ *καὶ* om. K^b ‖ 15. *τισιν* Rassow: *τις* ‖ 16. *ὅτι κυρίως ἀγαθόν* post 17. *ἕτερον* tri. Bendixen, secl. Gifanius ‖ *ἀγαθόν*] *ἄλογον* Vermehren.

(XII)

αἱ ἀλλότριαι, ἐπεὶ αἱ ἀπὸ τοῦ θεωρεῖν καὶ μανθάνειν μᾶλ-
λον ποιήσουσιν θεωρεῖν καὶ μανθάνειν. — τὸ δὲ τέχνης μὴ εἶ- 6
ναι ἔργον ἡδονὴν μηδεμίαν εὐλόγως συμβέβηκεν· οὐδὲ γὰρ ἄλ-
λης ἐνεργείας οὐδεμιᾶς τέχνη ἐστίν, ἀλλὰ τῆς δυνάμεως·
καίτοι καὶ ἡ μυρεψικὴ τέχνη καὶ ἡ ὀψοποιητικὴ δοκεῖ ἡδο-
νῆς εἶναι. — τὸ δὲ τὸν σώφρονα φεύγειν καὶ τὸν φρόνιμον διώ- 7
κειν τὸν ἄλυπον βίον, καὶ τὸ τὰ παιδία καὶ τὰ θηρία διώ-
κειν, τῷ αὐτῷ λύεται πάντα. ἐπεὶ γὰρ εἴρηται πῶς ἀγαθαὶ
ἁπλῶς καὶ πῶς οὐκ ἀγαθαὶ πᾶσαι αἱ ἡδοναί, τὰς τοιαύτας
καὶ τὰ θηρία καὶ τὰ παιδία διώκει, καὶ τὴν τούτων ἀλυπίαν ὁ
φρόνιμος, τὰς μετ' ἐπιθυμίας καὶ λύπης καὶ τὰς σωμα-
τικὰς (τοιαῦται γὰρ αὗται) καὶ τὰς τούτων ὑπερβολάς, καθ'
ἃς ὁ ἀκόλαστος ἀκόλαστος. διὸ ὁ σώφρων φεύγει ταύτας,
ἐπεὶ εἰσὶν ἡδοναὶ καὶ σώφρονος.

1153b 14 ἀλλὰ μὴν ὅτι καὶ ἡ λύπη κακόν, ὁμολογεῖται, καὶ XIII
φευκτόν· ἣ μὲν γὰρ ἁπλῶς κακόν, ἣ δὲ τῷ πῇ ἐμποδι-
στική. τῷ δὲ φευκτῷ τὸ ἐναντίον ᾗ φευκτόν τι καὶ κακόν,
ἀγαθόν. ἀνάγκη οὖν τὴν ἡδονὴν ἀγαθόν τι εἶναι. ὡς γὰρ
Σπεύσιππος ἔλυεν, οὐ συμβαίνει ἡ λύσις, ὥσπερ τὸ μεῖζον
τῷ ἐλάττονι καὶ τῷ ἴσῳ ἐναντίον· οὐ γὰρ ἂν φαίη ὅπερ κα-
κόν τι εἶναι τὴν ἡδονήν. — τἄριστον τ' οὐδὲν κωλύει ἡδονήν 2
τινα εἶναι, εἰ ἔνιαι φαῦλαι ἡδοναί, ὥσπερ καὶ ἐπιστήμην τινὰ
ἐνίων φαύλων οὐσῶν. ἴσως δὲ καὶ ἀναγκαῖον, εἴπερ ἑκάστης
ἕξεως εἰσὶν ἐνέργειαι ἀνεμπόδιστοι, εἴθ' ἡ πασῶν ἐνέργειά
ἐστιν εὐδαιμονία εἴτε ἡ τινὸς αὐτῶν, ἂν ᾖ ἀνεμπόδιστος, αἱρε-
τωτάτην εἶναι· τοῦτο δέ ἐστιν ἡδονή. ὥστε εἴη ἄν τις ἡδονὴ τὸ

23. μὴ εἶναι τέχνην μηδεμίαν ἡδονῆς M^b ‖ 25. ἀλλὰ τῆς δυνάμεως secl. Ramsauer ‖ 27. φεύγειν τὸ ἡδὺ καὶ Spengel ‖ 29. γὰρ] καὶ K^b ‖ 29. et 30. ἀγαθὰ K^b ‖ 31. καὶ ante τὰ θηρία add. K^b ‖ ὁ om. K^b ‖ 32. τὰς μετ'] μετ' K^b ‖ 1153b, 1. καὶ ἡ] ἡ $K^b M^b$ ‖ 3. τι] τε L^b ‖ 4. ἀγαθόν] ἢ ἀγαθόν K^b ‖ 7. τἄριστον Spengel: ἄριστον ‖ δ' *Γ*.

(XIII)
ἄριστον, τῶν πολλῶν ἡδονῶν φαύλων οὐσῶν, εἰ ἔτυχεν, ἁπλῶς.
καὶ διὰ τοῦτο πάντες τὸν εὐδαίμονα ἡδὺν οἴονται βίον εἶναι,
καὶ ἐμπλέκουσι τὴν ἡδονὴν εἰς τὴν εὐδαιμονίαν, εὐλόγως·
οὐδεμία γὰρ ἐνέργεια τέλειος ἐμποδιζομένη, ἡ δ' εὐδαιμονία
τῶν τελείων· διὸ προσδεῖται ὁ εὐδαίμων τῶν ἐν σώματι ἀγα-
θῶν καὶ τῶν ἐκτὸς καὶ τῆς τύχης, ὅπως μὴ ἐμποδίζηται
3 ταῦτα. οἱ δὲ τὸν τροχιζόμενον καὶ τὸν δυστυχίαις μεγάλαις
περιπίπτοντα εὐδαίμονα φάσκοντες εἶναι, ἐὰν ᾖ ἀγαθός, ἢ
4 ἑκόντες ἢ ἄκοντες οὐδὲν λέγουσιν. διὰ δὲ τὸ προσδεῖσθαι τῆς
τύχης δοκεῖ τισιν ταὐτὸν εἶναι ἡ εὐτυχία τῇ εὐδαιμονίᾳ, οὐκ
οὖσα, ἐπεὶ καὶ αὐτὴ ὑπερβάλλουσα ἐμπόδιός ἐστιν, καὶ ἴσως
οὐκέτι εὐτυχίαν καλεῖν δίκαιον· πρὸς γὰρ τὴν εὐδαιμονίαν
5 ὁ ὅρος αὐτῆς. — καὶ τὸ διώκειν δ' ἅπαντα καὶ θηρία καὶ ἀν-
θρώπους τὴν ἡδονὴν σημεῖόν τι τοῦ εἶναί πως τὸ ἄριστον αὐτήν·

φήμη δ' οὔτι γε πάμπαν ἀπόλλυται, ἥν τινα λαοὶ
πολλοί . . .

6 ἀλλ' ἐπεὶ οὐχ ἡ αὐτὴ οὔτε φύσις οὔθ' ἕξις ἡ ἀρίστη οὔτ' ἔστιν
οὔτε δοκεῖ, οὐδ' ἡδονὴν διώκουσιν τὴν αὐτὴν πάντες, ἡδονὴν
μέντοι πάντες. ἴσως δὲ καὶ διώκουσιν οὐχ ἣν οἴονται οὐδ' ἣν
ἂν φαῖεν, ἀλλὰ τὴν αὐτήν· πάντα γὰρ φύσει ἔχει τι θεῖον.
ἀλλ' εἰλήφασι τὴν τοῦ ὀνόματος κληρονομίαν αἱ σωματικαὶ
ἡδοναὶ διὰ τὸ πλειστάκις τε παραβάλλειν εἰς αὐτὰς καὶ
πάντας μετέχειν αὐτῶν· διὰ τὸ μόνας οὖν γνωρίμους εἶναι
7 ταύτας μόνας οἴονται εἶναι. — φανερὸν δὲ καὶ ὅτι, εἰ μὴ ἡ ἡδονὴ
ἀγαθὸν καὶ ἡ ἐνέργεια, οὐκ ἔσται ζῆν ἡδέως τὸν εὐδαίμονα·
τίνος γὰρ ἕνεκα δέοι ἂν αὐτῆς, εἴπερ μὴ ἀγαθόν, ἀλλὰ

23. αὕτη L^bM^b ‖ 24. οὐκ ἔστιν M^b, οὐκ ἔστιν ἔτι L^b ‖ 26. εἶναι τέως K^b ‖ 27. οὔτις πάμπαν K^b Asp. ‖ λαοὶ] οἱ K^b, om. $L^bM^bO^b$ ‖ 28. φημίζουσι post πολλοὶ add. Heliodorus ‖ 32. τι] τὸ K^b ‖ 1154a, 1. ἡ add. M^bO^b ‖ 2. καὶ ἡ ἐνέργεια secl. Chandler ‖ ἡ om. M^b ‖ οὐκ om. K^b.

καὶ λυπηρῶς ἐνδέχεται ζῆν; οὔτε κακὸν γὰρ οὔτ' ἀγαθὸν ἡ (XIII)
λύπη, εἴπερ μηδ' ἡδονή· ὥστε διὰ τί ἂν φεύγοι; οὐδὲ δὴ ἡδίων ὁ βίος ὁ τοῦ σπουδαίου, εἰ μὴ καὶ αἱ ἐνέργειαι αὐτοῦ.

περὶ δὲ δὴ τῶν σωματικῶν ἡδονῶν ἐπισκεπτέον τοῖς XIV
λέγουσιν ὅτι ἔνιαί γε ἡδοναὶ αἱρεταὶ σφόδρα, οἷον αἱ καλαί, ἀλλ' οὐχ αἱ σωματικαὶ καὶ περὶ ἃς ὁ ἀκόλαστος. διὰ τί οὖν αἱ 2
ἐναντίαι λῦπαι μοχθηραί; κακῷ γὰρ ἀγαθὸν ἐναντίον. ἢ οὕτως ἀγαθαὶ αἱ ἀναγκαῖαι, ὅτι καὶ τὸ μὴ κακὸν ἀγαθόν ἐστιν; ἢ μέχρι τοῦ ἀγαθαί; τῶν μὲν γὰρ ἕξεων καὶ κινήσεων ὅσων μὴ ἔστιν τοῦ βελτίονος ὑπερβολή, οὐδὲ τῆς ἡδονῆς· ὅσων δ' ἔστιν, καὶ τῆς ἡδονῆς· ἔστιν δὲ τῶν σωματικῶν ἀγαθῶν ὑπερβολή, καὶ ὁ φαῦλος τῷ διώκειν τὴν ὑπερβολήν ἐστιν, ἀλλ' οὐ τὰς ἀναγκαίας· πάντες γὰρ χαίρουσίν πως καὶ ὄψοις καὶ οἴνοις καὶ ἀφροδισίοις, ἀλλ' οὐχ ὡς δεῖ. ἐναντίως δ' ἐπὶ τῆς λύπης· οὐ γὰρ τὴν ὑπερβολὴν φεύγει, ἀλλ' ὅλως· οὐ γάρ ἐστιν τῇ ὑπερβολῇ λύπη ἐναντία ἀλλ' ἢ τῷ διώκοντι τὴν ὑπερβολήν.

15 ἐπεὶ δ' οὐ μόνον δεῖ τἀληθὲς εἰπεῖν ἀλλὰ καὶ τὸ 3
αἴτιον τοῦ ψεύδους (τοῦτο γὰρ συμβάλλεται πρὸς τὴν πίστιν· ὅταν γὰρ εὔλογον φανῇ τὸ διὰ τί φαίνεται ἀληθὲς οὐκ ὂν ἀληθές, πιστεύειν ποιεῖ τῷ ἀληθεῖ μᾶλλον)· ὥστε λεκτέον διὰ τί φαίνονται αἱ σωματικαὶ ἡδοναὶ αἱρετώτεραι. πρῶτον 4
μὲν οὖν δὴ ὅτι ἐκκρούει τὴν λύπην· καὶ διὰ τὰς ὑπερβολὰς τῆς λύπης, ὡς οὔσης ἰατρείας, τὴν ἡδονὴν διώκουσιν τὴν ὑπερβάλλουσαν καὶ ὅλως τὴν σωματικήν· σφοδραὶ δὲ γίνονται αἱ ἰατρεῖαι, διὸ καὶ διώκονται, διὰ τὸ παρὰ τὸ ἐναντίον φαίνεσθαι. καὶ οὐ σπουδαῖον δὴ δοκεῖ ἡ ἡδονὴ διὰ δύο ταῦτα, ὥσπερ εἴρηται, ὅτι αἳ μὲν φαύλης φύσεώς εἰσιν πράξεις (ἢ

10. ἀλλ' om. K^b ‖ 14. ὅσων δ'] τούτων δ' K^b ‖ 15. δὲ τῶν K^b: τῶν δὲ ‖ ἀγαθῶν K^b: ἀγαθῶν ἔστιν ‖ 27. οὖν om. $L^b M^b$ ‖ 30. αἱ om. $K^b L^b$ ‖ 32. ἢ om. K^b.

(XIV)
ἐκ γενετῆς, ὥσπερ θηρίου, ἢ δι' ἔθος, οἷον αἱ τῶν φαύλων
ἀνθρώπων), αἳ δὲ ἰατρεῖαι, ὅτι ἐνδεοῦς, καὶ ἔχειν βέλτιον ἢ
5 γίνεσθαι. αἳ δὲ συμβαίνουσιν τελεουμένων· κατὰ συμβεβη- 1154b
κὸς οὖν σπουδαῖαι. ἔτι διώκονται διὰ τὸ σφοδραὶ εἶναι ὑπὸ
τῶν ἄλλαις μὴ δυναμένων χαίρειν· αὐτοὶ γοῦν αὐτοῖς δίψας
τινὰς παρασκευάζουσιν. ὅταν μὲν οὖν ἀβλαβεῖς, ἀνεπιτίμητον,
ὅταν δὲ βλαβεράς, φαῦλον. οὔτε γὰρ ἔχουσιν ἕτερα ἐφ' οἷς
χαίρουσιν, τό τε μηδέτερον πολλοῖς λυπηρὸν διὰ τὴν φύσιν.
ἀεὶ γὰρ πονεῖ τὸ ζῷον, ὥσπερ καὶ οἱ φυσικοὶ λόγοι μαρ-
τυροῦσιν, τὸ ὁρᾶν καὶ τὸ ἀκούειν φάσκοντες εἶναι λυπηρόν·
6 ἀλλ' ἤδη συνήθεις ἐσμέν, ὡς φασίν. ὁμοίως δὲ ἐν μὲν τῇ
νεότητι διὰ τὴν αὔξησιν ὥσπερ οἱ οἰνωμένοι διάκεινται, καὶ
ἡδὺ ἡ νεότης· οἱ δὲ μελαγχολικοὶ τὴν φύσιν ἀεὶ δέονται
ἰατρείας. καὶ γὰρ τὸ σῶμα δακνόμενον διατελεῖ διὰ τὴν
κρᾶσιν, καὶ ἀεὶ ἐν ὀρέξει σφοδρᾷ εἰσίν. ἐξελαύνει δὲ ἡδονὴ
λύπην ἥ τε ἐναντία καὶ ἡ τυχοῦσα, ἐὰν ᾖ ἰσχυρά· καὶ διὰ
7 ταῦτα ἀκόλαστοι καὶ φαῦλοι γίνονται. αἱ δ' ἄνευ λυπῶν
οὐκ ἔχουσιν ὑπερβολήν. αὗται δὲ αἱ τῶν φύσει ἡδέων καὶ
μὴ κατὰ συμβεβηκός. λέγω δὲ κατὰ συμβεβηκὸς ἡδέα
τὰ ἰατρεύοντα (ὅτι γὰρ συμβαίνει ἰατρεύεσθαι τοῦ ὑπο-
μένοντος ὑγιοῦς πράττοντός τι, διὰ τοῦτο ἡδὺ δοκεῖ εἶναι),
φύσει δ' ἡδέα, ἃ ποιεῖ πρᾶξιν τῆς τοιᾶσδε φύσεως.
8 οὐκ ἀεὶ δ' οὐθὲν ἡδὺ τὸ αὐτὸ διὰ τὸ μὴ ἁπλῆν ἡμῶν
εἶναι τὴν φύσιν, ἀλλ' ἐνεῖναί τι καὶ ἕτερον, καθὸ φθαρτά, ὥστε
ἄν τι θάτερον πράττῃ, τοῦτο τῇ ἑτέρᾳ φύσει παρὰ φύσιν, ὅταν
δ' ἰσάζῃ, οὔτε λυπηρὸν δοκεῖ οὔθ' ἡδὺ τὸ πραττόμενον· ἐπεὶ
εἴ του ἡ φύσις ἁπλῆ εἴη, ἀεὶ ἡ αὐτὴ πρᾶξις ἡδίστη ἔσται.

1154b, 5. βλαβεραί $L^b O^b$ ‖ ἑτέραν K^b, ἕτερον M^b ‖ 7. ἀεί] εἰ K^b ‖ φυσικοὶ λόγοι] φυσιολόγοι Asp., φυσικοὶ K^b ‖ 8. καὶ add. M^b ‖ 12. θεραπείας $L^b O^b$ ‖ 15. λύπης $M^b O^b$ ‖ 16. αἱ om. K^b ‖ 19. τι om. K^b ‖ τοῦτο] τοῦτο δὲ K^b ‖ 21. δ' om. K^b ‖ 22. φθαρτοί Asp.

(XIV) *διὸ ὁ θεὸς ἀεὶ μίαν καὶ ἁπλῆν χαίρει ἡδονήν· οὐ γὰρ μόνον κινήσεώς ἐστιν ἐνέργεια ἀλλὰ καὶ ἀκινησίας, καὶ ἡδονὴ μᾶλλον ἐν ἠρεμίᾳ ἐστὶν ἢ ἐν κινήσει. μεταβολὴ δὲ πάντων γλυκύ[τατον], κατὰ τὸν ποιητήν, διὰ πονηρίαν τινά· ὥσπερ γὰρ ἄνθρωπος εὐμετάβολος ὁ πονηρός, καὶ ἡ φύσις ἡ δεομένη μεταβολῆς· οὐ γὰρ ἁπλῆ οὐδ' ἐπιεικής.*

περὶ μὲν οὖν ἐγκρατείας καὶ ἀκρασίας καὶ περὶ ἡδονῆς 9
καὶ λύπης εἴρηται, καὶ τί ἕκαστον καὶ πῶς τὰ μὲν ἀγαθὰ αὐτῶν ἐστιν τὰ δὲ κακά· λοιπὸν δὲ καὶ περὶ φιλίας ἐροῦμεν.]

Θ.

1155a *μετὰ δὲ ταῦτα περὶ φιλίας ἕποιτ' ἂν διελθεῖν. ἔστι* Θ I
γὰρ ἀρετή τις ἢ μετ' ἀρετῆς, ἔτι δ' ἀναγκαιότατον εἰς τὸν βίον. ἄνευ γὰρ φίλων οὐδεὶς ἕλοιτ' ἂν ζῆν, ἔχων τὰ λοιπὰ ἀγαθὰ πάντα (καὶ γὰρ πλουτοῦσιν καὶ ἀρχὰς καὶ δυναστείας κεκτημένοις δοκεῖ φίλων μάλιστ' εἶναι χρεία· τί γὰρ ὄφελος τῆς τοιαύτης εὐετηρίας ἀφαιρεθείσης εὐεργεσίας, ἣ γίνεται μάλιστα καὶ ἐπαινετωτάτη πρὸς φίλους; ἢ πῶς ἂν τηρηθείη καὶ σῴζοιτο ἄνευ φίλων; ὅσῳ γὰρ πλείων, τοσούτῳ ἐπισφαλεστέρα)· ἐν 2
πενίᾳ τε καὶ ταῖς λοιπαῖς δυστυχίαις μόνην οἴονται καταφυγὴν εἶναι τοὺς φίλους· καὶ νέοις δὲ πρὸς τὸ ἀναμάρτητον καὶ πρεσβυτέροις πρὸς θεραπείαν καὶ τὸ ἐλλεῖπον τῆς πράξεως δι' ἀσθένειαν βοήθεια τοῖς τε ἐν ἀκμῇ πρὸς τὰς καλὰς πράξεις·

29. *γλυκύ* legitur et apud ipsum poetam (Eurip. Or. 234) et E. E. 1235a, 16. Rhet. 1371a, 28, et apud Asp. || 30. *ἡ* post *καὶ* om. $L^b O^b$ || *ἡ δεομένη*] *ἡμῶν δεομένη* Rassow || 32. *περὶ μὲν* — 34. *ἐροῦμεν* secl. Ramsauer || 34. *καὶ* om. $K^b O^b$ || *ἐροῦμεν*] *ἐστιν εἰπεῖν καὶ ποῖόν τι καὶ τίς ὁ φίλος* $L^b O^b$ || 1155a, 6. *καὶ δυναστείας* om. K^b || 11. *δὲ* Turnebus || 12. *δὲ*] *δεῖ* $L^b O^b$ || 14. *βοήθεια* M^b: *βοηθείας* $K^b L^b O^b$, *βοηθεῖ* Par. 1417.

(I) σύν τε δύ' ἐρχομένω.

3 καὶ γὰρ νοῆσαι καὶ πρᾶξαι δυνατώτεροι. φύσει τε ἐνυπάρχειν ἔοικεν πρὸς τὸ γεγεννημένον τῷ γεννήσαντι καὶ πρὸς τὸ γεννῆσαν τῷ γεννηθέντι, οὐ μόνον ἐν ἀνθρώποις ἀλλὰ καὶ ἐν ὄρνισι καὶ τοῖς πλείστοις τῶν ζῴων, καὶ τοῖς ὁμοεθνέσι πρὸς ἄλληλα, καὶ μάλιστα τοῖς ἀνθρώποις, ὅθεν τοὺς φιλανθρώπους ἐπαινοῦμεν. ἴδοι δ' ἄν τις καὶ ἐν ταῖς πλάναις ὡς οἰκεῖον

4 ἅπας ἄνθρωπος ἀνθρώπῳ καὶ φίλον. ἔοικεν δὲ καὶ τὰς πόλεις συνέχειν ἡ φιλία, καὶ οἱ νομοθέται μᾶλλον περὶ αὐτὴν σπουδάζειν ἢ τὴν δικαιοσύνην· ἡ γὰρ ὁμόνοια ὅμοιόν τι τῇ φιλίᾳ ἔοικεν εἶναι, ταύτης δὲ μάλιστα ἐφίενται καὶ τὴν στάσιν ἔχθραν οὖσαν μάλιστα ἐξελαύνουσιν. καὶ φίλων μὲν ὄντων οὐδὲν δεῖ δικαιοσύνης, δίκαιοι δ' ὄντες προσδέονται φιλίας,

5 καὶ τῶν δικαίων τὸ μάλιστα φιλικὸν εἶναι δοκεῖ. οὐ μόνον δ' ἀναγκαῖόν ἐστιν ἀλλὰ καὶ καλόν· τοὺς γὰρ φιλοφίλους ἐπαινοῦμεν, ἥ τε πολυφιλία δοκεῖ τῶν καλῶν ἕν τι εἶναι, καὶ ἔνιοι τοὺς αὐτοὺς οἴονται ἄνδρας ἀγαθοὺς εἶναι καὶ φίλους.

6 διαμφισβητεῖται δὲ περὶ αὐτῆς οὐκ ὀλίγα. οἱ μὲν 2
γὰρ ὁμοιότητά τινα τιθέασιν αὐτὴν καὶ τοὺς ὁμοίους φίλους, ὅθεν τὸν ὅμοιόν φασιν ὡς τὸν ὅμοιον, καὶ κολοιὸν ποτὶ κολοιόν, καὶ τὰ τοιαῦτα· οἱ δ' ἐξ ἐναντίας κεραμεῖς πάντας τοὺς τοιούτους ἀλλήλοις φασὶν εἶναι. καὶ περὶ αὐτῶν τούτων 1155b
ἀνώτερον ἐπιζητοῦσιν καὶ φυσικώτερον, Εὐριπίδης μὲν φάσκων ἐρᾶν μὲν ὄμβρου γαῖαν ξηρανθεῖσαν, ἐρᾶν δὲ σεμνὸν οὐρανὸν πληρούμενον ὄμβρου πεσεῖν ἐς γαῖαν, καὶ Ἡράκλειτος τὸ ἀντίξουν συμφέρον καὶ ἐκ τῶν διαφερόντων καλλίστην ἁρ-

17. πρὸς — καὶ om. K^b, καὶ secl. Casaubonus ‖ πρὸς — 18. γεννηθέντι om. $L^b M^b O^b$, secl. Casaubonus ‖ 18. ὀρνέοις M^b ‖ 29. φίλους $K^b M^b O^b$ ‖ 31. καὶ ἔνιοι] καὶ ἔτι $K^b L^b O^b$, ἔτι καὶ ἔνιοι Aldina ‖ 35. τὰ] ὅσα M^b ‖ 1155b, 2. καὶ om. K^b.

(I)

μονίαν καὶ πάντα κατ' ἔριν γίνεσθαι· ἐξ ἐναντίας δὲ τούτοις
ἄλλοι τε καὶ Ἐμπεδοκλῆς, τὸ γὰρ ὅμοιον τοῦ ὁμοίου ἐφίε-
σθαι. τὰ μὲν οὖν φυσικὰ τῶν ἀπορημάτων ἀφείσθω (οὐ γὰρ 7
οἰκεῖα τῆς παρούσης σκέψεως)· ὅσα δέ ἐστιν ἀνθρωπικὰ καὶ
ἀνήκει εἰς τὰ ἤθη καὶ τὰ πάθη, ταῦτα ἐπισκεψώμεθα, οἷον
πότερον ἐν πᾶσιν γίνεται φιλία ἢ οὐχ οἷόν τε μοχθηροὺς ὄν-
τας φίλους εἶναι, καὶ πότερον ἓν εἶδος τῆς φιλίας ἔστιν ἢ
πλείω. οἱ μὲν γὰρ ἓν οἰόμενοι, ὅτι ἐπιδέχεται τὸ μᾶλλον
καὶ τὸ ἧττον, οὐχ ἱκανῷ πεπιστεύκασι σημείῳ· δέχεται γὰρ
τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὰ ἕτερα τῷ εἴδει. εἴρηται δ'
ὑπὲρ αὐτῶν ἔμπροσθεν.

τάχα δ' ἂν γένοιτο περὶ αὐτῶν φανερὸν γνωρισθέντος II
τοῦ φιλητοῦ· δοκεῖ γὰρ οὐ πᾶν φιλεῖσθαι ἀλλὰ τὸ φιλητόν,
τοῦτο δ' εἶναι ἀγαθὸν ἢ ἡδὺ ἢ χρήσιμον. δόξειε δ' ἂν χρή-
σιμον εἶναι δι' οὗ γίνεται ἀγαθόν τι ἢ ἡδονή, ὥστε φιλητὰ
ἂν εἴη τἀγαθόν τε καὶ τὸ ἡδὺ ὡς τέλη. πότερον οὖν τἀγαθὸν 2
φιλοῦσιν ἢ τὸ αὑτοῖς ἀγαθόν; διαφωνεῖ γὰρ ἐνίοτε ταῦτα.
ὁμοίως δὲ καὶ περὶ τὸ ἡδύ. δοκεῖ δὲ τὸ αὑτῷ ἀγαθὸν φι-
λεῖν ἕκαστος, καὶ εἶναι ἁπλῶς μὲν τὸ ἀγαθὸν φιλητόν, ἑκάστῳ
δὲ τὸ ἑκάστῳ. φιλεῖ δὲ ἕκαστος οὐ τὸ ὂν αὑτῷ ἀγαθὸν ἀλλὰ
τὸ φαινόμενον. διοίσει δ' οὐδέν· ἔσται γὰρ τὸ φιλητὸν φαι-
νόμενον. τριῶν δ' ὄντων δι' ἃ φιλοῦσιν, ἐπὶ μὲν τῇ τῶν ἀψύ- 3
χων φιλήσει οὐ λέγεται φιλία. οὐ γὰρ ἔστιν ἀντιφίλησις, οὐδὲ
βούλησις ἐκείνων ἀγαθοῦ (γελοῖον γὰρ ἴσως τῷ οἴνῳ βούλεσθαι
τἀγαθά, ἀλλ' εἴπερ, σῴζεσθαι βούλεται αὐτόν, ἵνα αὐτὸς
ἔχῃ)· τῷ δὲ φίλῳ φασὶ δεῖν βούλεσθαι τἀγαθὰ ἐκείνου ἕνεκα.

8. παρείσθω M^b ‖ 14. τὸ om. O^b ‖ 15. τὸ ἧττον καὶ] ἧττον $L^b O^b$ ‖ εἴρηται — 16. ἔμπροσθεν secl. Grant ‖ 20. φιλητὰ ἂν εἴη] φιλητὸν εἶναι K^b ‖ 21. οὖν ἀγαθὸν K^b ‖ 23. ἡδύ] ἡδὺ αὑτό $M^b O^b$ ‖ δὴ Bywater ‖ 27. δὴ Spengel ‖ δι' om. K^b ‖ ἐπὶ] ἐν $K^b M^b$ ‖ 29. ἐκείνῳ Bywater, ἐκείνοις Spengel, ἐκείνων ἕνεκα Ramsauer.

(II)
τοὺς δὲ βουλομένους οὕτω τἀγαθὰ εὔνους λέγουσιν, ἐὰν μὴ τὸ
αὐτὸ καὶ παρ' ἐκείνου γίνηται· εὔνοιαν γὰρ ἐν ἀντιπεπονθόσιν
4 φιλίαν εἶναι. ἢ προσθετέον μὴ λανθάνουσαν; πολλοὶ γάρ εἰσιν
εὖνοι οἷς οὐχ ἑωράκασιν, ὑπολαμβάνουσι δὲ ἐπιεικεῖς εἶναι ἢ
χρησίμους· τοῦτο δὲ τὸ αὐτὸ κἂν ἐκείνων τις πάθοι πρὸς τοῦ- 1156a
τον. εὖνοι μὲν οὖν οὗτοι φαίνονται ἀλλήλοις· φίλους δὲ πῶς
ἄν τις εἴποι λανθάνοντας ὡς ἔχουσιν ἑαυτοῖς; δεῖ ἄρα εὐνοεῖν
ἀλλήλοις καὶ βούλεσθαι τἀγαθὰ μὴ λανθάνοντας δι' ἕν τι τῶν
εἰρημένων.

III διαφέρει δὲ ταῦτα ἀλλήλων εἴδει· καὶ αἱ φιλήσεις 3
ἄρα καὶ αἱ φιλίαι. τρία δὴ τὰ τῆς φιλίας εἴδη, ἰσάριθμα
τοῖς φιλητοῖς· καθ' ἕκαστον γάρ ἐστιν ἀντιφίλησις οὐ λανθά-
νουσα. οἱ δὲ φιλοῦντες ἀλλήλους βούλονται τἀγαθὰ ἀλλήλοις
ταύτῃ ᾗ φιλοῦσιν. οἱ μὲν οὖν διὰ τὸ χρήσιμον φιλοῦντες ἀλλή-
λους οὐ καθ' αὑτοὺς φιλοῦσιν, ἀλλ' ᾗ γίνεταί τι αὐτοῖς παρ'
ἀλλήλων ἀγαθόν· ὁμοίως δὲ καὶ οἱ δι' ἡδονήν. οὐ γὰρ τῷ
ποιούς τινας εἶναι ἀγαπῶσι τοὺς εὐτραπέλους, ἀλλ' ὅτι ἡδεῖς
2 αὑτοῖς. οἵ τε δὴ διὰ τὸ χρήσιμον φιλοῦντες διὰ τὸ αὑτοῖς
ἀγαθὸν στέργουσι, καὶ οἱ δι' ἡδονὴν διὰ τὸ αὑτοῖς ἡδύ, καὶ
οὐχ ᾗ ὁ φιλούμενός ἐστιν ⟨ὅσπερ ἐστίν⟩, ἀλλ' ᾗ χρήσιμος ἢ
ἡδύς. κατὰ συμβεβηκός τε δὴ αἱ φιλίαι αὗται εἰσίν· οὐ γὰρ ᾗ
ἐστιν ὅσπερ ἐστὶν ὁ φιλούμενος, ταύτῃ φιλεῖται, ἀλλ' ᾗ πο-
3 ρίζουσιν οἳ μὲν ἀγαθόν τι οἳ δ' ἡδονήν. εὐδιάλυτοι δὴ αἱ τοι-
αῦται εἰσίν, μὴ διαμενόντων αὐτῶν ὁμοίων· ἐὰν γὰρ μηκέτι
ἡδεῖς ἢ χρήσιμοι ὦσιν, παύονται φιλοῦντες. τὸ δὲ χρήσιμον οὐ
διαμένει, ἀλλ' ἄλλοτε ἄλλο γίνεται. ἀπολυθέντος οὖν δι'
ὃ φίλοι ἦσαν, διαλύεται καὶ ἡ φιλία, ὡς οὔσης τῆς φιλίας
4 πρὸς ἐκεῖνα. μάλιστα δ' ἐν τοῖς πρεσβύταις ἡ τοιαύτη δο-

32. ἐὰν] ἂν $K^b M^b$, κἂν Trendelenburg ‖ 33. καὶ om. K^b ‖ 1156a, 6. αἱ om. K^b ‖ 14. αὑτοῖς. οἵ Thurot ‖ 16. ὁ om. K^b ‖ ὅσπερ ἐστίν add. Bonitz, φιλητός ante ἐστιν add. Duemmler Antisth. p. 80 ‖ 18. περ] ποτέ $L^b M^b O^b$.

(III)

κεῖ φιλία γίνεσθαι (οὐ γὰρ τὸ ἡδὺ οἱ τηλικοῦτοι διώκουσιν ἀλλὰ τὸ ὠφέλιμον), καὶ τῶν ἐν ἀκμῇ καὶ νέων ὅσοι τὸ συμφέρον διώκουσιν. οὐ πάνυ δ' οἱ τοιοῦτοι οὐδὲ συζῶσι μετ' ἀλλήλων. ἐνίοτε γὰρ οὐδ' εἰσὶν ἡδεῖς· οὐδὲ δὴ προσδέονται τῆς τοιαύτης ὁμιλίας, ἐὰν μὴ ὠφέλιμοι ὦσιν· ἐπὶ τοσοῦτον γάρ εἰσιν ἡδεῖς ἐφ' ὅσον ἐλπίδας ἔχουσιν ἀγαθοῦ. εἰς ταύτας δὲ καὶ τὴν ξενικὴν τιθέασιν. ἡ δὲ τῶν νέων φιλία δι' 5
ἡδονὴν εἶναι δοκεῖ· κατὰ πάθος γὰρ οὗτοι ζῶσιν, καὶ μάλιστα διώκουσιν τὸ ἡδὺ αὐτοῖς καὶ τὸ παρόν· τῆς ἡλικίας δὲ μεταπιπτούσης καὶ τὰ ἡδέα γίνεται ἕτερα. διὸ ταχέως γίνονται φίλοι καὶ παύονται· ἅμα γὰρ τῷ ἡδεῖ ἡ φιλία μεταπί-
1156b πτει, τῆς δὲ τοιαύτης ἡδονῆς ταχεῖα ἡ μεταβολή. καὶ ἐρωτικοὶ δ' οἱ νέοι· κατὰ πάθος γὰρ καὶ δι' ἡδονὴν τὸ πολὺ τῆς ἐρωτικῆς· διόπερ φιλοῦσι καὶ ταχέως παύονται, πολλάκις τῆς αὐτῆς ἡμέρας μεταπίπτοντες. συνημερεύειν δὲ καὶ συζῆν οὗτοι βούλονται· γίνεται γὰρ αὐτοῖς τὸ κατὰ τὴν φιλίαν οὕτως.

4 τελεία δ' ἐστὶν ἡ τῶν ἀγαθῶν φιλία καὶ κατ' ἀρετὴν 6
ὁμοίων. οὗτοι γὰρ τἀγαθὰ ὁμοίως βούλονται ἀλλήλοις ᾗ ἀγαθοί, ἀγαθοὶ δέ εἰσιν καθ' αὑτούς· οἱ δὲ βουλόμενοι τἀγαθὰ τοῖς φίλοις ἐκείνων ἕνεκα μάλιστα φίλοι (δι' αὑτοὺς γὰρ οὕτως ἔχουσιν, καὶ οὐ κατὰ συμβεβηκός)· διαμένει οὖν ἡ τούτων φιλία ἕως ἂν ἀγαθοὶ ὦσιν, ἡ δ' ἀρετὴ μόνιμον· καὶ ἔστιν ἑκάτερος ἁπλῶς ἀγαθὸς καὶ τῷ φίλῳ. οἱ γὰρ ἀγαθοὶ καὶ ἁπλῶς ἀγαθοὶ καὶ ἀλλήλοις ὠφέλιμοι. ὁμοίως δὲ καὶ ἡδεῖς· καὶ γὰρ ἁπλῶς οἱ ἀγαθοὶ ἡδεῖς καὶ ἀλλήλοις· ἑκάστῳ γὰρ καθ' ἡδονήν εἰσιν αἱ οἰκεῖαι πράξεις καὶ αἱ τοιαῦται,

27. οὐδὲ om. $L^b O^b$ ‖ 28. δὴ om. K^b ‖ 30. ἐλπίδα K^b ‖ εἰς — 31. τιθέασιν secl. Ramsauer ‖ 1156b, 2. δ'] γρ. γὰρ Asp. ‖ καὶ] ἢ Asp. ‖ 3. τοῖς ἐρωτικοῖς M^b Asp. ‖ ταχέως φιλοῦσι καὶ παύονται Rassow ‖ 5. τὴν om. $L^b M^b$ ‖ 8. ὁμοίως βούλονται ἀλλήλοις] βούλονται σὺν ἀλλήλοις K^b.

(III)
7 *τῶν ἀγαθῶν δὲ αἱ αὐταὶ ἢ ὅμοιαι. ἡ τοιαύτη δὲ φιλία*
μόνιμος εὐλόγως ἐστίν. συνάπτει γὰρ ἐν αὐτῇ πάνθ' ὅσα
τοῖς φίλοις δεῖ ὑπάρχειν. πᾶσα γὰρ φιλία δι' ἀγαθόν ἐστιν
ἢ δι' ἡδονήν, ἢ ἁπλῶς ἢ τῷ φιλοῦντι, καὶ καθ' ὁμοιότητα
τινά· ταύτῃ δὲ πάνθ' ὑπάρχει τὰ εἰρημένα καθ' αὑτούς
(ταύτῃ γὰρ ὅμοιοι καὶ τὰ λοιπά), τό τε ἁπλῶς ἀγαθὸν καὶ
ἡδὺ ἁπλῶς ἐστίν. μάλιστα δὲ ταῦτα φιλητά, καὶ τὸ φιλεῖν
8 *δὴ καὶ ἡ φιλία ἐν τούτοις μάλιστα καὶ ἀρίστη. — σπανίας δ'*
εἰκὸς τὰς τοιαύτας εἶναι· ὀλίγοι γὰρ οἱ τοιοῦτοι. ἔτι δὲ προσ-
δεῖται χρόνου καὶ συνηθείας· κατὰ τὴν παροιμίαν γὰρ οὐκ
ἔστιν εἰδῆσαι ἀλλήλους πρὶν τοὺς λεγομένους ἅλας συναναλῶ-
σαι· οὐδ' ἀποδέξασθαι δὴ πρότερον οὐδ' εἶναι φίλους, πρὶν ἂν
9 *ἑκάτερος ἑκατέρῳ φανῇ φιλητὸς καὶ πιστευθῇ. οἱ δὲ ταχέως*
τὰ φιλικὰ πρὸς ἀλλήλους ποιοῦντες βούλονται μὲν φίλοι εἶναι,
οὐκ εἰσὶν δέ, εἰ μὴ καὶ φιλητοί, καὶ τοῦτ' ἴσασιν· βούλησις μὲν
γὰρ ταχεῖα φιλίας γίνεται, φιλία δ' οὔ.

αὕτη μὲν οὖν καὶ κατὰ τὸν χρόνον καὶ κατὰ τὰ λοιπὰ
τελεία ἐστίν, καὶ κατὰ πάντα ταὐτὰ γίνεται καὶ ὅμοια ἑκα-
IV *τέρῳ παρ' ἑκατέρου, ὅπερ δεῖ τοῖς φίλοις ὑπάρχειν· ἡ δὲ*
διὰ τὸ ἡδὺ ὁμοίωμα ταύτης ἔχει (καὶ γὰρ οἱ ἀγαθοὶ ἡδεῖς
ἀλλήλοις), ὁμοίως δὲ καὶ ἡ διὰ τὸ χρήσιμον (καὶ γὰρ τοιοῦ-

17. *δὲ αὗται ὅμοιαι* K^b, *δὲ τοιαῦται ἢ ὅμοιαι* O^b ‖ *ἡ* — 24. *ἀρίστη* alteram recensionem esse antecedentium 11. *διαμένει* — 17. *ὅμοιαι* docuit Rassow ‖ *δὴ* Gifanius ‖ 19. *πᾶσα* — 23. *ἐστιν* secl. Ramsauer ‖ 21. *αὐτό* M^b ‖ 22. *ταύτῃ — λοιπά* secl. Muretus ‖ *ταύτῃ γὰρ ὅμοιοι* K^b Asp.: *ταύτῃ δὲ ὅμοια* altera lectio apud Asp., *ταύτῃ γὰρ ὅμοια* $L^b M^b O^b$ ‖ 23. *δὴ* $K^b L^b$ ‖ 24. *δὴ* Ramsauer: *δὲ* ‖ 28. *ἂν* add. O^b ‖ 30. *μὲν* om. K^b ‖ 34. *ταὐτὰ* Muretus: *ταῦτα* $L^b M^b$, om. $K^b O^b$ ‖ *ὁμοία* codd. ‖ 1157a, 2. *ἡ* O^b? Turnebus: *οἱ* cett. ‖ *οὗτοι* $K^b O^b$.

(IV)

τοι ἀλλήλοις οἱ ἀγαθοί). μάλιστα δὲ καὶ ἐν τούτοις αἱ φιλίαι διαμένουσιν, ὅταν τὸ αὐτὸ γίνηται παρ' ἀλλήλων, οἷον ἡδονή, καὶ μὴ μόνον οὕτως ἀλλὰ καὶ ἀπὸ τοῦ αὐτοῦ, οἷον τοῖς εὐτραπέλοις, καὶ μὴ ὡς ἐραστῇ καὶ ἐρωμένῳ. οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς ἥδονται οὗτοι, ἀλλ' ὃ μὲν ὁρῶν ἐκεῖνον, ὃ δὲ θεραπευόμενος ὑπὸ τοῦ ἐραστοῦ· ληγούσης δὲ τῆς ὥρας ἐνίοτε καὶ ἡ φιλία λήγει (τῷ μὲν γὰρ οὐκ ἔστιν ἡδεῖα ἡ ὄψις, τῷ δ' οὐ γίνεται ἡ θεραπεία)· πολλοὶ δ' αὖ διαμένουσιν, ἐὰν ἐκ τῆς συνηθείας τὰ ἤθη στέρξωσιν, ὁμοήθεις ὄντες. οἱ δὲ μὴ τὸ ἡδὺ ἀντικαταλλαττόμενοι ἀλλὰ τὸ 2
χρήσιμον ἐν τοῖς ἐρωτικοῖς καὶ εἰσὶν ἧττον φίλοι καὶ διαμένουσιν. οἱ δὲ διὰ τὸ χρήσιμον ὄντες φίλοι ἅμα τῷ συμφέροντι διαλύονται· οὐ γὰρ ἀλλήλων ἦσαν φίλοι ἀλλὰ τοῦ λυσιτελοῦς. — δι' ἡδονὴν μὲν οὖν καὶ διὰ τὸ χρήσιμον καὶ φαύλους ἐνδέχεται φίλους εἶναι ἀλλήλοις καὶ ἐπιεικεῖς φαύλοις καὶ μηδέτερον ὁποιῳοῦν, δι' αὑτοὺς δὲ δῆλον ὅτι μόνους τοὺς ἀγαθούς· οἱ γὰρ κακοὶ οὐ χαίρουσιν ἑαυτοῖς, εἰ μή τις ὠφέλεια γίνοιτο. — καὶ μόνη δὲ ἡ τῶν ἀγαθῶν 3
φιλία ἀδιάβλητός ἐστιν· οὐ γὰρ ῥᾴδιον οὐδενὶ πιστεῦσαι περὶ τοῦ ἐν πολλῷ χρόνῳ ὑπ' αὐτῶν δεδοκιμασμένου. καὶ τὸ πιστεύειν ἐν τούτοις, καὶ τὸ μηδέποτε ἂν ἀδικῆσαι, καὶ ὅσα ἄλλα ἐν τῇ ὡς ἀληθῶς φιλίᾳ ἀξιοῦται. ἐν δὲ ταῖς ἑτέραις οὐδὲν κωλύει τὰ τοιαῦτα γίνεσθαι. — ἐπεὶ γὰρ οἱ ἄνθρωποι 4
λέγουσιν φίλους καὶ τοὺς διὰ τὸ χρήσιμον, ὥσπερ αἱ πόλεις (δοκοῦσι γὰρ αἱ συμμαχίαι ταῖς πόλεσι γίνεσθαι ἕνεκα τοῦ συμφέροντος), καὶ τοὺς δι' ἡδονὴν ἀλλήλους στέργοντας, ὥσ-

3. *οἱ* om. $K^b L^b O^b$ ‖ 4. *μένουσιν* $K^b O^b$ ‖ *αὐτὸ*] *ἴσον* M^b ‖ 7. *ἐρῶν* M^b ‖ 9. *ἐνίοτε* secl. Ramsauer ‖ *οὐκ ἔστιν*] *οὐκέτι* Ramsauer ‖ 14. *δὲ*] *γὰρ* Susemihl ‖ 22. *ὑφ' αὐτοῦ* K^b, *ὑπ' αὐτοῦ* L^b ‖ 24. *ἑτεραίαις* K^b, *ἄλλαις* L^b ‖ 25. *γὰρ*] *δὲ* M^b, *οὖν* Zwinger.

(IV)
περ οἱ παῖδες, ἴσως λέγειν μὲν δεῖ καὶ ἡμᾶς φίλους τοὺς τοιούτους, εἴδη δὲ τῆς φιλίας πλείω, καὶ πρώτως μὲν καὶ κυρίως τὴν τῶν ἀγαθῶν ᾗ ἀγαθοί, τὰς δὲ λοιπὰς καθ' ὁμοιότητα· ᾗ γὰρ ἀγαθόν τι καὶ ὅμοιόν τι, ταύτῃ φίλοι·
5 καὶ γὰρ τὸ ἡδὺ ἀγαθὸν τοῖς φιληδέσιν. οὐ πάνυ δ' αὗται συνάπτουσιν, οὐδὲ γίνονται οἱ αὐτοὶ φίλοι διὰ τὸ χρήσιμον καὶ διὰ τὸ ἡδύ· οὐ γὰρ πάνυ συνδυάζεται τὰ κατὰ συμ-
6 βεβηκός. — εἰς ταῦτα δὲ τὰ εἴδη τῆς φιλίας νενεμημέ- 6 1157b
νης οἱ μὲν φαῦλοι ἔσονται φίλοι δι' ἡδονὴν ἢ τὸ χρήσιμον, ταύτῃ ὅμοιοι ὄντες, οἱ δ' ἀγαθοὶ δι' αὐτοὺς φίλοι· ᾗ γὰρ ἀγαθοί. οὗτοι μὲν οὖν ἁπλῶς φίλοι, ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς καὶ τῷ ὡμοιῶσθαι τούτοις.

V ὥσπερ δ' ἐπὶ τῶν ἀρετῶν οἱ μὲν καθ' ἕξιν οἱ δὲ κατ' ἐνέργειαν ἀγαθοὶ λέγονται, οὕτως καὶ ἐπὶ τῆς φιλίας· οἱ μὲν γὰρ συζῶντες χαίρουσιν ἀλλήλοις καὶ πορίζουσιν τἀγαθά, οἱ δὲ καθεύδοντες ἢ κεχωρισμένοι τοῖς τόποις οὐκ ἐνεργοῦσι μέν, οὕτω δ' ἔχουσιν ὥστ' ἐνεργεῖν φιλικῶς· οἱ γὰρ τόποι οὐ διαλύουσι τὴν φιλίαν ἁπλῶς, ἀλλὰ τὴν ἐνέργειαν. ἐὰν δὲ χρόνιος ἡ ἀπουσία γίνηται, καὶ τῆς φιλίας δοκεῖ λήθην ποιεῖν· ὅθεν εἴρηται

πολλὰς δὴ φιλίας ἀπροσηγορία διέλυσεν.

2 οὐ φαίνονται δ' οὔθ' οἱ πρεσβῦται οὔθ' οἱ στρυφνοὶ φιλικοὶ εἶναι· βραχὺ γὰρ ἐν αὐτοῖς τὸ τῆς ἡδονῆς, οὐδεὶς δὲ δύναται συ-

29. μὲν δεῖ λέγειν Lb, δεῖ λέγειν Mb ‖ 32. ἀγαθόν τι καὶ] ἀγαθῷ τινι Coraes ‖ ὅμοιον ταύτῃ LbOb, ὅμοιόν τι ταύτῃ, ταύτῃ Ramsauer ‖ 35. διὰ τὸ om. Mb ‖ τὰ] ἀλλὰ MbOb ‖ 1157b, 1. κατανενεμημένης LbOb ‖ 3. φίλοι om. Kb ‖ 10. ὥστ'] ὥστε καὶ Lb, ὥστε κἂν Ramsauer ‖ 12. γένηται LbMbOb ‖ λήθην δοκεῖ ποιεῖν Kb, λήθην ποιεῖν δοκεῖ Ob ‖ 15. προσημερεύειν Kb συνημερεύσειν Mb.

(V)
νημερεύειν τῷ λυπηρῷ οὐδὲ τῷ μὴ ἡδεῖ· μάλιστα γὰρ ἡ φύσις
φαίνεται τὸ μὲν λυπηρὸν φεύγειν, ἐφίεσθαι δὲ τοῦ ἡδέος. οἱ 3
δ' ἀποδεχόμενοι ἀλλήλους, μὴ συζῶντες δέ, εὔνοις ἐοίκασι
μᾶλλον ἢ φίλοις. οὐδὲν γὰρ οὕτως ἐστὶν φίλων ὡς τὸ συζῆν·
ὠφελείας μὲν γὰρ οἱ ἐνδεεῖς ὀρέγονται, συνημερεύειν δὲ
καὶ οἱ μακάριοι· μονώταις μὲν γὰρ εἶναι τούτοις ἥκιστα
προσήκει. συνδιάγειν δὲ μετ' ἀλλήλων οὐκ ἔστιν μὴ ἡδεῖς
ὄντας μηδὲ χαίροντας τοῖς αὐτοῖς, ὅπερ ἡ ἑταιρικὴ δοκεῖ
ἔχειν.

7 μάλιστα μὲν οὖν ἐστι φιλία ἡ τῶν ἀγαθῶν, καθάπερ 4
πολλάκις εἴρηται. δοκεῖ γὰρ φιλητὸν μὲν καὶ αἱρετὸν τὸ
ἁπλῶς ἀγαθὸν ἢ ἡδύ, ἑκάστῳ δὲ τὸ αὑτῷ τοιοῦτον· ὁ δ'
ἀγαθὸς τῷ ἀγαθῷ δι' ἄμφω ταῦτα. (ἔοικεν δ' ἡ μὲν φί- 5
λησις πάθει, ἡ δὲ φιλία ἕξει· ἡ γὰρ φίλησις οὐχ ἧττον
πρὸς τὰ ἄψυχά ἐστιν, ἀντιφιλοῦσι δὲ μετὰ προαιρέσεως,
ἡ δὲ προαίρεσις ἀφ' ἕξεως). καὶ τἀγαθὰ βούλονται τοῖς
φιλουμένοις ἐκείνων ἕνεκα, οὐ κατὰ πάθος ἀλλὰ καθ' ἕξιν *
καὶ φιλοῦντες τὸν φίλον τὸ αὑτοῖς ἀγαθὸν φιλοῦσιν· ὁ γὰρ
ἀγαθὸς φίλος γινόμενος ἀγαθὸν γίνεται ᾧ φίλος. ἑκάτερος
οὖν φιλεῖ τε τὸ αὑτῷ ἀγαθόν, καὶ τὸ ἴσον ἀνταποδίδωσιν
τῇ βουλήσει καὶ τῷ ἡδεῖ· λέγεται γὰρ φιλότης [ἡ] ἰσότης.
1158a μάλιστα δὴ τῇ τῶν ἀγαθῶν ταῦθ' ὑπάρχει. — ἐν δὲ τοῖς VI
στρυφνοῖς καὶ πρεσβυτικοῖς ἧττον γίνεται ἡ φιλία, ὅσῳ

17. μὲν om. $K^b L^b$ ‖ 20. συνδιημερεύειν Asp. ‖ 21. μὲν om. K^b ‖ 23. ὅπερ — 24. ἔχειν secl. Ramsauer ‖ 27. ἀγαθὸν καὶ ἡδύ, τῶι δ' ἀγαθῶι ἄμφω ταῦτα K^b ‖ 28. ἔοικεν — 31. ἕξεως post 32. ἕξιν tri. Rassow ‖ 34. γενόμενος $L^b M^b O^b$ ‖ 35. τε post τὸ K^b, om. O^b ‖ 36. εἴδει pr. L^b Γ, ἤθει Zeller, ἀληθεῖ Vermehren ‖ ἡ om. K^b, secl. Fritzsche ‖ 1158a, 1. δὴ] δὲ Asp., Gifanius ‖ ἐν — 10. φιλικά alteram recensionem esse antecedentium 1157b, 14. οὐ — 24. ἔχειν censent Fritzsche et Rassow.

(VI)
*δυσκολώτεροί εἰσιν καὶ ἧττον ταῖς ὁμιλίαις χαίρουσιν· ταῦτα
γὰρ δοκεῖ μάλιστ' εἶναι φιλικὰ καὶ ποιητικὰ φιλίας. διὸ
νέοι μὲν γίνονται φίλοι ταχύ, πρεσβῦται δ' οὔ· οὐ γὰρ γί-
νονται φίλοι οἷς ἂν μὴ χαίρωσιν· ὁμοίως δ' οὐδ' οἱ στρυ-
φνοί. ἀλλ' οἱ τοιοῦτοι εὖνοι μέν εἰσιν ἀλλήλοις (βούλονται
γὰρ τἀγαθὰ καὶ ἀπαντῶσιν εἰς τὰς χρείας)· φίλοι δ' οὐ
πάνυ εἰσὶν διὰ τὸ μὴ συνημερεύειν μηδὲ χαίρειν ἀλλήλοις,*
2 *ἃ δὴ μάλιστα εἶναι δοκεῖ φιλικά. — πολλοῖς δ' εἶναι φίλον
κατὰ τὴν τελείαν φιλίαν οὐκ ἐνδέχεται, ὥσπερ οὐδὲ ἐρᾶν
πολλῶν ἅμα· ἔοικεν γὰρ ὑπερβολῇ, τὸ τοιοῦτον δὲ πρὸς ἕνα
πέφυκε γίνεσθαι, πολλοὺς δ' ἅμα τῷ αὐτῷ ἀρέσκειν σφό-*
3 *δρα οὐ ῥᾴδιον, ἴσως δ' οὐδ' ἀγαθοὺς εἶναι. δεῖ δὲ καὶ ἐμπει-
ρίαν λαβεῖν καὶ ἐν συνηθείᾳ γενέσθαι, ὃ παγχάλεπον.
διὰ τὸ χρήσιμον δὲ καὶ τὸ ἡδὺ πολλοῖς ἀρέσκειν ἐνδέχε-
ται· πολλοὶ γὰρ οἱ τοιοῦτοι, καὶ ἐν ὀλίγῳ χρόνῳ αἱ ὑπη-*
4 *ρεσίαι. — τούτων δὲ μᾶλλον ἔοικεν φιλίᾳ ἡ διὰ τὸ ἡδύ, ὅταν
ταὐτὰ ἀπ' ἀμφοῖν γίνηται καὶ χαίρωσιν ἀλλήλοις ἢ τοῖς
αὐτοῖς, οἷαι τῶν νέων εἰσὶν αἱ φιλίαι. μᾶλλον γὰρ ἐν
ταύταις τὸ ἐλευθέριον· ἡ δὲ διὰ τὸ χρήσιμον ἀγοραίων.
καὶ οἱ μακάριοι δὲ χρησίμων μὲν οὐδὲν δέονται, ἡδέων δέ.
συζῆν μὲν γὰρ βούλονταί τισιν, τὸ δὲ λυπηρὸν ὀλίγον μὲν
χρόνον φέρουσιν, συνεχῶς δ' οὐδεὶς ἂν ὑπομείναι, οὐδ' αὐτὸ
τὸ ἀγαθόν, εἰ λυπηρὸν αὐτῷ εἴη· διὸ τοὺς φίλους ἡδεῖς ζητοῦ-
σιν. δεῖ δ' ἴσως καὶ ἀγαθοὺς ⟨καθ' ἑαυτοὺς⟩ τοιούτους ὄντας,
καὶ ἔτι αὐτοῖς· οὕτω γὰρ ὑπάρξει αὐτοῖς ὅσα δεῖ τοῖς φίλοις. —*
5 *οἱ δ' ἐν ταῖς ἐξουσίαις διῃρημένοις φαίνονται χρῆσθαι τοῖς*

3. *δύσκολοί τε εἰσὶν* K^b ‖ *ταῦτα* — 4. *φιλίας* secl. Ramsauer ‖ 13. *πολλοῖς* $L^b M^b$ ‖ *σφόδρα ἀρέσκειν* K^b ‖ 14. *ἀγαθοῖς* L^b, *ἀγαθὸν* Asp. ‖ 16. *πολλοὺς* Ramsauer ‖ 18. *φιλίᾳ* Asp.: *φιλία* ‖ *ἡ* om. K^b ‖ 19. *ὑπ'* $L^b O^b$ ‖ 22. *δὲ* add. L^b ‖ 24. *αὐτὸ*] *αὖ* $L^b O^b$ ‖ 26. *ἀγαθοὺς*] *καθ' αὑτοὺς* Muretus ‖ *καθ' ἑαυτοὺς* add. Rassow ‖ 27. *ἔτι αὐτοῖς* K^b: *ἔτι αὑτοῖς*.

φίλοις· ἄλλοι γὰρ αὐτοῖς εἰσι χρήσιμοι καὶ ἕτεροι ἡδεῖς, ἄμφω δ' (VI)
οἱ αὐτοὶ οὐ πάνυ· οὔτε γὰρ ἡδεῖς μετ' ἀρετῆς ζητοῦσιν οὔτε χρη-
σίμους εἰς τὰ καλά, ἀλλὰ τοὺς μὲν εὐτραπέλους τοῦ ἡδέος ἐφιέμε-
νοι, τοὺς δὲ δεινοὺς ** πρᾶξαι τὸ ἐπιταχθέν· ταῦτα δ' οὐ πάνυ
γίνεται ἐν τῷ αὐτῷ. ἡδὺς δὲ καὶ χρήσιμος ἅμα εἴρηται ὅτι ὁ σπου- 6
δαῖος· ἀλλ' ὑπερέχοντι οὐ γίνεται ὁ τοιοῦτος φίλος, ἂν μὴ
καὶ τῇ ἀρετῇ ὑπερέχηται· εἰ δὲ μή, οὐκ ἰσάζει ἀνάλογον
ὑπερεχόμενος. οὐ πάνυ δ' εἰώθασιν τοιοῦτοι γίνεσθαι.

1158b 8 εἰσὶ δ' οὖν αἱ εἰρημέναι φιλίαι ἐν ἰσότητι· τὰ γὰρ 7
αὐτὰ γίνεται ἀπ' ἀμφοῖν καὶ βούλονται ἀλλήλοις, ἢ ἕτε-
ρον ἀνθ' ἑτέρου ἀντικαταλλάττονται, οἷον ἡδονὴν ἀντ' ὠφε-
λείας. ὅτι δ' ἧττον εἰσὶν αὗται φιλίαι καὶ μένουσιν,
εἴρηται. δοκοῦσι δὲ καὶ δι' ὁμοιότητα καὶ ἀνομοιότητα
ταὐτοῦ εἶναί τε καὶ οὐκ εἶναι φιλίαι· καθ' ὁμοιότητα γὰρ
τῆς κατ' ἀρετὴν φαίνονται φιλίαι (ἣ μὲν γὰρ τὸ ἡδὺ ἔχει
ἣ δὲ τὸ χρήσιμον, ταῦτα δ' ὑπάρχει κἀκείνῃ), τῷ δὲ τὴν
μὲν ἀδιάβλητον καὶ μόνιμον εἶναι, ταύτας δὲ ταχέως
μεταπίπτειν ἄλλοις τε διαφέρειν πολλοῖς, οὐ φαίνονται φι-
λίαι δι' ἀνομοιότητα ἐκείνης. ἕτερον δ' ἐστὶ φιλίας εἶδος VII
τὸ καθ' ὑπεροχήν, οἷον πατρὶ πρὸς υἱὸν καὶ ὅλως πρεσβυ-
τέρῳ πρὸς νεώτερον, ἀνδρί τε πρὸς γυναῖκα καὶ παντὶ ἄρ-
χοντι πρὸς ἀρχόμενον. διαφέρουσιν δ' αὗται καὶ ἀλλήλων·
οὐ γὰρ ἡ αὐτὴ γονεῦσιν πρὸς τέκνα καὶ ἄρχουσι πρὸς ἀρ-

29. αὐτοί εἰσιν εἰ χρήσιμοι pr. K^b, αὐτοῖς εἰσιν οἱ χρήσιμοι rc. K^b et O^b, αὐτοί εἰσιν ἢ χρήσιμοι Busse ‖ ἕτεροι ἢ ἡδεῖς Busse ‖ 32. ante πρᾶξαι add. εἰς τὸ Rassow ‖ post ἐπιταχθέν add. εἰς τὰς χρείας Asp. ‖ 33. ὅτι om. $K^b M^b$ ‖ 36. γενέσθαι Ramsauer ‖ 1158b, 3. καταλλάττονται $K^b M^b$ ‖ 4. δ'] δὲ καὶ L^b ‖ αὗται K^b: αὗται αἱ $M^b O^b$, αἱ τοιαῦται L^b ‖ 5. καὶ post δὲ om. $K^b O^b$ ‖ 14. καὶ ante αὗται Asp., om. $L^b M^b O^b$.

(VII)
χομένους, ἀλλ' οὐδὲ πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα,
οὐδ' ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα. ἑτέρα
γὰρ ἑκάστῳ τούτων ἀρετὴ καὶ τὸ ἔργον, ἕτερα δὲ καὶ δι'
ἃ φιλοῦσιν· ἕτεραι οὖν καὶ αἱ φιλήσεις καὶ αἱ φιλίαι.
2 ταὐτὰ μὲν δὴ οὔτε γίνεται ἑκατέρῳ παρὰ θατέρου οὔτε δεῖ
ζητεῖν· ὅταν δὲ γονεῦσι μὲν τέκνα ἀπονέμῃ ἃ δεῖ τοῖς
γεννήσασιν, γονεῖς δὲ υἱέσιν ἃ δεῖ τοῖς τέκνοις, μόνιμος ἡ
τῶν τοιούτων καὶ ἐπιεικὴς ἔσται φιλία. ἀνάλογον δ' ἐν πά-
σαις ταῖς καθ' ὑπεροχὴν οὔσαις φιλίαις καὶ τὴν φίλησιν
δεῖ γίνεσθαι, οἷον τὸν ἀμείνω μᾶλλον φιλεῖσθαι ἢ φιλεῖν,
καὶ τὸν ὠφελιμώτερον, καὶ τῶν ἄλλων ἕκαστον ὁμοίως·
ὅταν γὰρ κατ' ἀξίαν ἡ φίλησις γίνηται, τότε γίνεταί πως
ἰσότης, ὃ δὴ τῆς φιλίας εἶναι δοκεῖ.
3 οὐχ ὁμοίως δὲ τὸ ἴσον ἔν τε τοῖς δικαίοις καὶ ἐν τῇ 9
φιλίᾳ φαίνεται ἔχειν· ἔστιν γὰρ ἐν μὲν τοῖς δικαίοις ἴσον
πρώτως τὸ κατ' ἀξίαν, τὸ δὲ κατὰ ποσὸν δευτέρως, ἐν δὲ
τῇ φιλίᾳ τὸ μὲν κατὰ ποσὸν πρώτως, τὸ δὲ κατ' ἀξίαν
4 δευτέρως. δῆλον δ', ἐὰν πολὺ διάστημα γένηται ἀρετῆς
ἢ κακίας ἢ εὐπορίας ἤ τινος ἄλλου· οὐ γὰρ ἔτι φίλοι εἰσίν,
ἀλλ' οὐδ' ἀξιοῦσιν. ἐμφανέστατον δὲ τοῦτο ἐπὶ τῶν θεῶν· πλεῖ-
στον γὰρ οὗτοι πᾶσι τοῖς ἀγαθοῖς ὑπερέχουσιν. δῆλον δὲ καὶ
ἐπὶ τῶν βασιλέων· οὐδὲ γὰρ τούτοις ἀξιοῦσιν εἶναι φίλοι οἱ 1159a
πολὺ καταδεέστεροι, οὐδὲ τοῖς ἀρίστοις ἢ σοφωτάτοις οἱ μη-
5 δενὸς ἄξιοι. ἀκριβὴς μὲν οὖν ἐν τοῖς τοιούτοις οὐκ ἔστιν ὁρι-
σμός, ἕως τίνος οἱ φίλοι· πολλῶν γὰρ ἀφαιρουμένων ἔτι
6 μένει, πολὺ δὲ χωρισθέντος, οἷον τοῦ θεοῦ, οὐκέτι. ὅθεν καὶ
ἀπορεῖται, μή ποτ' οὐ βούλονται οἱ φίλοι τοῖς φίλοις τὰ
μέγιστα τῶν ἀγαθῶν, οἷον θεοὺς εἶναι· οὐ γὰρ ἔτι φίλοι
ἔσονται αὐτοῖς, οὐδὲ δὴ ἀγαθά· οἱ γὰρ φίλοι ἀγαθά. εἰ

18. ἑκάστου Kb ‖ 19. ἕτερα οὖν καὶ δι' ἃ φίλησις Kb ‖ 20. ταὐτὸ Kb ‖ 22. υἱέσιν om. Kb ‖ 33. πολὺ τὸ διάστημα Mb ‖ γίνηται LbMb ‖ 1159 a, 4. οἱ secl. Ramsauer ‖ 7. οὐδὲ LbOb ‖ 8. τἀγαθά LbMbOb.

(VII)

δὴ καλῶς εἴρηται ὅτι ὁ φίλος τῷ φίλῳ βούλεται τἀγαθὰ ἐκείνου ἕνεκα, μένειν ἂν δέοι οἷός ποτ' ἐστὶν ἐκεῖνος· ἀνθρώπῳ δὲ ὄντι βουλήσεται τὰ μέγιστα ἀγαθά. ἴσως δ' οὐ πάντα· αὐτῷ γὰρ μάλισθ' ἕκαστος βούλεται τἀγαθά.

οἱ πολλοὶ δὲ δοκοῦσιν διὰ φιλοτιμίαν βούλεσθαι φιλεῖσθαι VIII
μᾶλλον ἢ φιλεῖν (διὸ φιλοκόλακες οἱ πολλοί· ὑπερεχόμενος γὰρ φίλος ὁ κόλαξ, ἢ προσποιεῖται τοιοῦτος ⟨εἶναι⟩ καὶ μᾶλλον φιλεῖν ἢ φιλεῖσθαι)· τὸ δὲ φιλεῖσθαι ἐγγὺς εἶναι δοκεῖ τοῦ τιμᾶσθαι, οὗ δὴ οἱ πολλοὶ ἐφίενται. οὐ δι' αὐτὸ δ' ἐοίκασιν 2
αἱρεῖσθαι τὴν τιμήν, ἀλλὰ κατὰ συμβεβηκός. χαίρουσι γὰρ οἱ μὲν πολλοὶ ὑπὸ τῶν ἐν ταῖς ἐξουσίαις τιμώμενοι διὰ τὴν ἐλπίδα (οἴονται γὰρ τεύξεσθαι παρ' αὐτῶν, ἄν του δέωνται· ὡς δὴ σημείῳ τῆς εὐπαθείας χαίρουσιν τῇ τιμῇ)· οἱ δ' ὑπὸ τῶν ἐπιεικῶν καὶ εἰδότων ὀρεγόμενοι τιμῆς βεβαιῶσαι τὴν οἰκείαν δόξαν ἐφίενται περὶ αὐτῶν. χαίρουσιν δὴ ὅτι εἰσὶν ἀγαθοί, πιστεύοντες τῇ τῶν λεγόντων κρίσει. τῷ φιλεῖσθαι δὲ καθ' αὑτὸ χαίρουσιν. διὸ δόξειεν ἂν κρεῖττον εἶναι τοῦ τιμᾶσθαι, καὶ ἡ φιλία καθ' αὑτὴν αἱρετὴ εἶναι. δοκεῖ δ' ἐν τῷ φιλεῖν μᾶλλον ἢ ἐν τῷ φιλεῖσθαι 3
εἶναι. σημεῖον δ' αἱ μητέρες τῷ φιλεῖν χαίρουσαι· ἔνιαι γὰρ διδόασι τὰ ἑαυτῶν τρέφεσθαι, καὶ φιλοῦσι μὲν εἰδυῖαι, ἀντιφιλεῖσθαι δ' οὐ ζητοῦσιν, ἐὰν ἀμφότερα μὴ ἐνδέχηται, ἀλλ' ἱκανὸν αὐταῖς ἔοικεν εἶναι ἐὰν ὁρῶσιν εὖ πράττοντας, καὶ αὐταὶ φιλοῦσιν αὐτοὺς κἂν ἐκεῖνοι μηδὲν ὧν μητρὶ προσήκει ἀπονέμωσι διὰ τὴν ἄγνοιαν.

10 μᾶλλον δὲ τῆς φιλίας 4
οὔσης ἐν τῷ φιλεῖν, καὶ τῶν φιλοφίλων ἐπαινουμένων, φίλων ἀρετὴ τὸ φιλεῖν ἔοικεν, ὥστ' ἐν οἷς τοῦτο γίνεται κατ' ἀξίαν,

9. ἀγαθὰ K^b ‖ 11. δὲ] δὴ Zwinger ‖ ἀγαθά] εἶναι ἀγαθά M^b, ἀγαθὰ εἶναι $L^b O^b$ ‖ 15. εἶναι add. Sylburg ‖ 17. οὗ] οἱ οὐ K^b, omisso δ' ‖ 32. μὴ δύνωνται τῇ μητρὶ ἃ προσήκει ἀπονέμειν $L^b M^b$ ‖ 34. φιλοφίλων] φίλων K^b ‖ 35. ἀρετῆι pr. K^b, ἀρετὴ εἶναι M^b.

(VIII)
5 οὗτοι μόνιμοι φίλοι καὶ ἡ τούτων φιλία. — οὕτω δ' ἂν καὶ οἱ 1159 b
ἄνισοι μάλιστ' εἶεν φίλοι· ἰσάζοιντο γὰρ ἄν. ἡ δ' ἰσότης
καὶ ὁμοιότης φιλότης, καὶ μάλιστα μὲν ἡ τῶν κατ' ἀρετὴν
ὁμοιότης· μόνιμοι γὰρ ὄντες καθ' αὑτοὺς καὶ πρὸς ἀλλήλους
μένουσιν, καὶ οὔτε δέονται φαύλων οὔθ' ὑπηρετοῦσι τοιαῦτα,
ἀλλ' ὡς εἰπεῖν καὶ διακωλύουσιν· τῶν ἀγαθῶν γὰρ μήτ'
αὐτοὺς ἁμαρτάνειν μήτε τοῖς φίλοις ἐπιτρέπειν. οἱ δὲ μο-
χθηροὶ τὸ μὲν βέβαιον οὐκ ἔχουσιν· οὐδὲ γὰρ αὑτοῖς διαμέ-
νουσιν ὅμοιοι ὄντες· ἐπ' ὀλίγον δὲ χρόνον γίνονται φίλοι,
6 χαίροντες τῇ ἀλλήλων μοχθηρίᾳ. οἱ χρήσιμοι δὲ καὶ ἡδεῖς
ἐπὶ πλεῖον διαμένουσιν· ἕως γὰρ ἂν πορίζωσιν ἡδονὰς ἢ
ὠφελείας ἀλλήλοις. ἐξ ἐναντίων δὲ μάλιστα μὲν δοκεῖ ἡ διὰ
τὸ χρήσιμον γίνεσθαι φιλία, οἷον πένης πλουσίῳ, ἀμαθὴς
εἰδότι· οὗ γὰρ τυγχάνει τις ἐνδεὴς ὤν, τούτου ἐφιέμενος ἀν-
τιδωρεῖται ἄλλο. ἐνταῦθα δ' ἄν τις ἕλκοι καὶ ἐραστὴν καὶ
ἐρώμενον, καὶ καλὸν καὶ αἰσχρόν. διὸ φαίνονται καὶ οἱ
ἐρασταὶ γελοῖοι ἐνίοτε, ἀξιοῦντες φιλεῖσθαι ὡς φιλοῦσιν·
ὁμοίως δὴ φιλητοὺς ὄντας ἴσως ἀξιωτέον, μηδὲν δὲ τοιοῦτον
7 ἔχοντας γελοῖον. ἴσως δὲ οὐδ' ἐφίεται τὸ ἐναντίον τοῦ ἐναν-
τίου καθ' αὑτό, ἀλλὰ κατὰ συμβεβηκός, ἡ δ' ὄρεξις τοῦ
μέσου ἐστίν· τοῦτο γὰρ ἀγαθόν, οἷον τῷ ξηρῷ οὐχ ὑγρῷ γε-
νέσθαι ἀλλ' ἐπὶ τὸ μέσον ἐλθεῖν, καὶ τῷ θερμῷ καὶ τοῖς
ἄλλοις ὁμοίως.

ταῦτα μὲν οὖν ἀφείσθω (καὶ γάρ ἐστιν ἀλλοτριώ- 11
IX τερα)· ἔοικεν δέ, καθάπερ ἐν ἀρχῇ εἴρηται, περὶ ταὐτὰ καὶ
ἐν τοῖς αὐτοῖς εἶναι ἥ τε φιλία καὶ τὸ δίκαιον. ἐν ἁπάσῃ
γὰρ κοινωνίᾳ δοκεῖ τι δίκαιον εἶναι, καὶ φιλία δέ· προσ-

1159 b, 1. τούτων] τῶν τοιούτων Lᵇ Mᵇ ‖ 7. post ἐπιτρέπειν Lᵇ ὑπηρετεῖ, Mᵇ ὑπηρετεῖν ‖ 11. ἕως] ἡδέως Kᵇ ‖ 12. ἡ om. Kᵇ ‖ 21. ὑγρῶι οὐ ξηρῶι Kᵇ Oᵇ ‖ γίνεσθαι Lᵇ Mᵇ ‖ 25. ταυτὸ Kᵇ.

(IX)
αγορεύουσι γοῦν ὡς φίλους τοὺς σύμπλους καὶ τοὺς συστρα-
τιώτας, ὁμοίως δὲ καὶ τοὺς ἐν ταῖς ἄλλαις κοινωνίαις. καθ'
ὅσον δὲ κοινωνοῦσιν, ἐπὶ τοσοῦτον ἔστι φιλία· καὶ γὰρ τὸ
δίκαιον. καὶ ἡ παροιμία "κοινὰ τὰ φίλων", ὀρθῶς· ἐν κοι-
νωνίᾳ γὰρ ἡ φιλία. ἔστιν δὲ ἀδελφοῖς μὲν καὶ ἑταίροις 2
πάντα κοινά, τοῖς δ' ἄλλοις ἀφωρισμένα, καὶ τοῖς μὲν
πλείω τοῖς δὲ ἐλάττω· καὶ γὰρ τῶν φιλιῶν αἳ μὲν μᾶλ-
λον αἳ δ' ἧττον. διαφέρει δὲ καὶ τὰ δίκαια· οὐ γὰρ
ταὐτὰ γονεῦσι πρὸς τέκνα καὶ ἀδελφοῖς πρὸς ἀλλήλους,
οὐδ' ἑταίροις καὶ πολίταις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων
φιλιῶν. ἕτερα δὴ καὶ τὰ ἄδικα πρὸς ἑκάστους τούτων, καὶ 3
αὔξησιν λαμβάνει τῷ μᾶλλον πρὸς φίλους εἶναι, οἷον χρή-
ματα ἀποστερῆσαι ἑταῖρον δεινότερον ἢ πολίτην, καὶ μὴ
βοηθῆσαι ἀδελφῷ ἢ ὀθνείῳ, καὶ πατάξαι πατέρα ἢ ὁντινοῦν
ἄλλον. αὔξεσθαι δὲ πέφυκεν ἅμα τῇ φιλίᾳ καὶ τὸ δί-
καιον, ὡς ἐν τοῖς αὐτοῖς ὄντα καὶ ἐπ' ἴσον διήκοντα.

αἱ δὲ κοινωνίαι πᾶσαι μορίοις ἐοίκασιν τῆς πολιτικῆς. συμ- 4
πορεύονται γὰρ ἐπί τινι συμφέροντι, καὶ ποριζόμενοί τι τῶν
εἰς τὸν βίον· καὶ ἡ πολιτικὴ δὲ κοινωνία τοῦ συμφέροντος
χάριν δοκεῖ καὶ ἐξ ἀρχῆς συνελθεῖν καὶ διαμένειν. τού-
του γὰρ καὶ οἱ νομοθέται στοχάζονται, καὶ δίκαιόν φασιν εἶναι
τὸ κοινῇ συμφέρον. αἱ μὲν οὖν ἄλλαι κοινωνίαι κατὰ μέρη 5
τοῦ συμφέροντος ἐφίενται, οἷον πλωτῆρες μὲν τοῦ κατὰ τὸν
πλοῦν πρὸς ἐργασίαν χρημάτων ἤ τι τοιοῦτον, συστρατιῶται
δὲ τοῦ κατὰ τὸν πόλεμον, εἴτε χρημάτων εἴτε νίκης ἢ πό-
λεως ὀρεγόμενοι, ὁμοίως δὲ καὶ φυλέται καὶ δημόται·

28. οὖν Γ, γὰρ L^b, δὲ M^b ‖ 33. ἄλλοις om. K^b ‖ 1160a, 3. τὰ δίκαια L^b et rc. K^b, τὰ ἄδικα καὶ τὰ δίκαια M^b ‖ 4. μᾶλλον aut secludendum aut ante τῷ transponendum esse ci. Spengel, post πρὸς Zell ‖ 7. πέφυκεν] φαίνεται K^b ‖ 8. καὶ ἐπ' ἴσων διήκοντα L^b, om. pr. K^b.

(XI)
ἔνιαι δὲ τῶν κοινωνιῶν δι' ἡδονὴν δοκοῦσι γίνεσθαι, θιασωτῶν καὶ ἐρανιστῶν. αὗται γὰρ θυσίας ἕνεκα καὶ συνουσίας. πᾶσαι δ' αὗται ὑπὸ τὴν πολιτικὴν ἐοίκασιν εἶναι· οὐ γὰρ τοῦ παρόντος συμφέροντος ἡ πολιτικὴ ἐφίεται, ἀλλ' εἰς ἅπαντα τὸν βίον, θυσίας τε ποιοῦντες καὶ περὶ ταύτας συνόδους, τιμὰς ἀπονέμοντες τοῖς θεοῖς, καὶ αὑτοῖς ἀναπαύσεις πορίζοντες μεθ' ἡδονῆς. αἱ γὰρ ἀρχαῖαι θυσίαι καὶ σύνοδοι φαίνονται γίνεσθαι μετὰ τὰς τῶν καρπῶν συγκομιδὰς οἷον ἀπαρχαί· μάλιστα γὰρ ἐν τούτοις ἐσχόλαζον
6 τοῖς καιροῖς. πᾶσαι δὴ φαίνονται αἱ κοινωνίαι μόρια τῆς πολιτικῆς εἶναι· ἀκολουθήσουσι δ' αἱ τοιαῦται φιλίαι ταῖς τοιαύταις κοινωνίαις.

X πολιτείας δ' ἔστιν εἴδη τρία, ἴσαι δὲ καὶ παρεκβάσεις, οἷον φθοραὶ τούτων. εἰσὶ δ' αἱ μὲν πολιτεῖαι βασιλεία τε καὶ ἀριστοκρατία, τρίτη δ' ἡ ἀπὸ τιμημάτων, ἣν τιμοκρατικὴν λέγειν οἰκεῖον φαίνεται, πολιτείαν δ' αὐτὴν 12
2 εἰώθασιν οἱ πλεῖστοι καλεῖν. τούτων δὲ βελτίστη μὲν ἡ βασιλεία, χειρίστη δὲ ἡ τιμοκρατία. παρέκβασις δὲ βασιλείας μὲν τυραννίς. ἄμφω γὰρ μοναρχίαι, διαφέρουσι δὲ 1160b
πλεῖστον. ὁ μὲν γὰρ τύραννος τὸ ἑαυτῷ συμφέρον σκοπεῖ, ὁ δὲ βασιλεὺς τὸ τῶν ἀρχομένων. οὐ γάρ ἐστι βασιλεὺς ὁ μὴ αὐτάρκης καὶ πᾶσι τοῖς ἀγαθοῖς ὑπερέχων· ὁ δὲ τοιοῦτος οὐδενὸς προσδεῖται· τὰ ὠφέλιμα οὖν αὑτῷ μὲν οὐκ ἂν σκοποίη, τοῖς δ' ἀρχομένοις· ὁ γὰρ μὴ τοιοῦτος κληρωτὸς ἄν τις εἴη βασιλεύς. ἡ δὲ τυραννὶς ἐξ ἐναντίας ταύτῃ· τὸ γὰρ ἑαυτῷ ἀγαθὸν διώκει. καὶ φανερώτερον ἐπὶ ταύ-

19. ἔνιαι — 20. συνουσίας post 23. βίον tri. Bywater ‖ αἱ θιασωτῶν? Bywater ‖ 20. οὗτοι? Bywater ‖ 21. εἶναι om. K^b ‖ 23. ταύτας τὰς συνόδους $K^b L^b$ ‖ 24. τε post τιμὰς add. Ald. Γ ‖ 30. τοιαύταις om. K^b ‖ 32. δ' αἱ om. K^b ‖ 33. ἡ om. K^b ‖ 1160b, 7. εἴη O^b: εἴη ἢ cett.

(X)

της ὅτι χειρίστη· κάκιστον γὰρ τὸ ἐναντίον τῷ βελτίστῳ. μεταβαίνει δ' ἐκ βασιλείας εἰς τυραννίδα· φαυλότης γάρ 3
ἐστι μοναρχίας ἡ τυραννίς, ὁ δὴ μοχθηρὸς βασιλεὺς τύραννος γίνεται. ἐξ ἀριστοκρατίας δὲ εἰς ὀλιγαρχίαν κακίᾳ τῶν ἀρχόντων, οἳ νέμουσι τὰ τῆς πόλεως παρὰ τὴν ἀξίαν, καὶ πάντα ἢ τὰ πλεῖστα τῶν ἀγαθῶν ἑαυτοῖς, καὶ τὰς ἀρχὰς ἀεὶ τοῖς αὐτοῖς, περὶ πλείστου ποιούμενοι τὸ πλουτεῖν· ὀλίγοι δὴ ἄρχουσιν καὶ μοχθηροὶ ἀντὶ τῶν ἐπιεικεστάτων. ἐκ δὲ τιμοκρατίας εἰς δημοκρατίαν· σύνοροι γάρ εἰσιν αὗται· πλήθους γὰρ βούλεται καὶ ἡ τιμοκρατία εἶναι, καὶ ἴσοι πάντες οἱ ἐν τῷ τιμήματι. ἥκιστα δὲ μοχθηρόν ἐστιν ἡ δημοκρατία· ἐπὶ μικρὸν γὰρ παρεκβαίνει τὸ τῆς πολιτείας εἶδος. μεταβάλλουσι μὲν οὖν μάλισθ' οὕτως αἱ πολιτεῖαι (ἐλάχιστον γὰρ οὕτω καὶ ῥᾷστα μεταβαίνουσιν)· ὁμοιώματα 4
δ' αὐτῶν καὶ οἷον παραδείγματα λάβοι τις ἂν καὶ ἐν ταῖς οἰκίαις. ἡ μὲν γὰρ πατρὸς πρὸς υἱεῖς κοινωνία βασιλείας ἔχει σχῆμα (τῶν τέκνων γὰρ τῷ πατρὶ μέλει· ἐντεῦθεν δὲ καὶ Ὅμηρος τὸν Δία πατέρα προσαγορεύει· πατρικὴ γὰρ ἀρχὴ βούλεται ἡ βασιλεία εἶναι)· ἐν Πέρσαις δ' ἡ τοῦ πατρὸς τυραννική (χρῶνται γὰρ ὡς δούλοις τοῖς υἱέσι), τυραννικὴ δὲ καὶ ἡ δεσπότου πρὸς δούλους (τὸ γὰρ τοῦ δεσπότου συμφέρον ἐν αὐτῇ πράττεται· αὕτη μὲν οὖν ὀρθὴ φαίνεται, ἡ Περσικὴ δ' ἡμαρτημένη· τῶν διαφερόντων γὰρ αἱ ἀρχαὶ διάφοροι)· ἀνδρὸς δὲ καὶ γυναικὸς ἀρι- 5
στοκρατικὴ φαίνεται (κατ' ἀξίαν γὰρ ὁ ἀνὴρ ἄρχει, καὶ περὶ ταῦτα ἃ δεῖ τὸν ἄνδρα· ὅσα δὲ γυναικὶ ἁρμόζει, ἐκείνῃ ἀποδίδωσιν)· ἁπάντων δὲ κυριεύων ὁ ἀνὴρ εἰς ὀλιγαρχίαν μεθίστησιν (παρὰ τὴν ἀξίαν γὰρ αὐτὸ ποιεῖ, καὶ
1161a οὐχ ᾗ ἀμείνων), ἐνίοτε δὲ ἄρχουσιν αἱ γυναῖκες ἐπίκληροι

9. γὰρ Heliodorus: δὲ codd., δὴ Thurot ‖ 11. δὴ Kᵇ: δὲ ‖ 16. δὲ] δὲ δὴ Mᵇ ‖ 19. τῷ et ἡ om. Kᵇ ‖ 34. ὅσα] ἃ Kᵇ ‖ 36. αὐτὸς Mᵇ.

(X)

οὖσαι, οὐ δὴ γίνονται κατ' ἀρετὴν αἱ ἀρχαί, ἀλλὰ διὰ πλοῦτον καὶ δύναμιν, καθάπερ ἐν ταῖς ὀλιγαρχίαις· τιμοκρατικῇ δὲ ἔοικεν ἡ τῶν ἀδελφῶν (ἴσοι γάρ, πλὴν ἐφ' ὅσον ταῖς ἡλικίαις διαλλάττουσιν· διόπερ ἂν πολὺ ταῖς ἡλικίαις
6 *διαφέρωσιν, οὐκέτι ἀδελφικὴ γίνεται ἡ φιλία)· δημοκρατία δὲ μάλιστα μὲν ἐν ταῖς ἀδεσπότοις τῶν οἰκήσεων (ἐνταῦθα γὰρ πάντες ἐξ ἴσου), καὶ ἐν αἷς ἀσθενὴς ὁ ἄρχων καὶ ἑκάστῳ ἐξουσία.*

XI *καθ' ἑκάστην δὲ τῶν πολιτειῶν φιλία φαίνεται, ἐφ'* 13
ὅσον καὶ τὸ δίκαιον. βασιλεῖ μὲν πρὸς τοὺς βασιλευομένους 11
ἐν ὑπεροχῇ εὐεργεσίας· εὖ γὰρ ποιεῖ τοὺς βασιλευομένους, εἴπερ ἀγαθὸς ὢν ἐπιμελεῖται αὐτῶν, ἵν' εὖ πράττωσιν, ὥσπερ νομεὺς προβάτων· ὅθεν καὶ Ὅμηρος τὸν Ἀγαμέ-
2 *μνονα ποιμένα λαῶν εἶπεν. τοιαύτη δὲ καὶ ἡ πατρική, διαφέρει δὲ τῷ μεγέθει τῶν εὐεργετημάτων· αἴτιος γὰρ τοῦ εἶναι, δοκοῦντος μεγίστου, καὶ τροφῆς καὶ παιδείας. καὶ τοῖς προγόνοις δὲ ταῦτα προσνέμεται. φύσει τε γὰρ ἀρχικὸν πατὴρ υἱῶν καὶ πρόγονοι ἐκγόνων καὶ βασιλεὺς βασι-*
3 *λευομένων. ἐν ὑπεροχῇ δὲ αἱ φιλίαι αὗται, διὸ καὶ τιμῶνται οἱ γονεῖς. καὶ τὸ δίκαιον δὴ ἐν τούτοις οὐ ταὐτὸ ἀλλὰ*
4 *τὸ κατ' ἀξίαν· οὕτω γὰρ καὶ ἡ φιλία. καὶ ἀνδρὸς δὲ πρὸς γυναῖκα ἡ αὐτὴ φιλία καὶ ἐν ἀριστοκρατίᾳ· κατ' ἀρετὴν γάρ, καὶ τῷ ἀμείνονι πλέον ἀγαθόν, καὶ τὸ ἁρμόζον ἑκά-*
5 *στῳ· οὕτω δὲ καὶ τὸ δίκαιον. ἡ δὲ τῶν ἀδελφῶν τῇ ἑταιρικῇ ἔοικεν· ἴσοι γὰρ καὶ ἡλικιῶται, οἱ τοιοῦτοι δὲ ὁμοπα-*

1161a, 2. *γίνεται — ἡ ἀρχή* coni. Ramsauer ‖ *διὰ*] *κατὰ* K^b ‖ 6. *φαίνεται* K^b ‖ *δημοκρατίαι* K^b ‖ 15. *εἶπεν* om. K^b ‖ 17. *εἶναι* post *μεγίστου* L^b O^b, utrobique M^b ‖ *καὶ τοῖς* — 18. *προσνέμεται* secl. Ramsauer ‖ 18. *ταὐτὰ* Thurot ‖ *ἀπονέμεται* M^b et *γρ.* rc. K^b ‖ *γὰρ* om. K^b O^b ‖ 22. *γὰρ ἂν καὶ* M^b ‖ 25. *οὕτω δὴ* Thurot ‖ 26. *γὰρ* om. pr. K^b ‖ *ὁμομαθεῖς καὶ ὁμοήθεις* O^b, *ὁμοήθεις καὶ ὁμομαθεῖς* L^b M^b.

(XI)

θεῖς καὶ ὁμοήθεις ὡς ἐπὶ τὸ πολύ. ἔοικεν δὲ ταύτῃ καὶ ἡ
κατὰ τὴν τιμοκρατικήν. ἴσοι γὰρ οἱ πολῖται βούλονται καὶ
ἐπιεικεῖς εἶναι· ἐν μέρει δὴ τὸ ἄρχειν, καὶ ἐξ ἴσου· οὕτω δὴ
καὶ ἡ φιλία. ἐν δὲ ταῖς παρεκβάσεσιν, ὥσπερ καὶ τὸ δί- 6
καιον ἐπὶ μικρόν ἐστιν, οὕτω καὶ ἡ φιλία ἐστί, καὶ ἥκιστα ἐν
τῇ χειρίστῃ· ἐν τυραννίδι γὰρ οὐδὲν ἢ μικρὸν φιλίας. ἐν οἷς
γὰρ μηδὲν κοινόν ἐστιν τῷ ἄρχοντι καὶ [τῷ] ἀρχομένῳ, οὐδὲ
φιλία· οὐδὲ γὰρ δίκαιον· ἀλλ' οἷον τεχνίτῃ πρὸς ὄργανον
καὶ ψυχῇ πρὸς σῶμα καὶ δεσπότῃ πρὸς δοῦλον· ὠφελεῖ-
1161b ται μὲν γὰρ πάντα ταῦτα ὑπὸ τῶν χρωμένων, φιλία δ'
οὐκ ἔστιν πρὸς τὰ ἄψυχα οὐδὲ δίκαιον. ἀλλ' οὐδὲ πρὸς ἵππον
ἢ βοῦν, οὐδὲ πρὸς δοῦλον ᾗ δοῦλος. οὐδὲν γὰρ κοινόν ἐστιν·
ὁ γὰρ δοῦλος ἔμψυχον ὄργανον, τὸ δ' ὄργανον ἄψυχος δοῦ-
λος. ᾗ μὲν οὖν δοῦλος, οὐκ ἔστιν φιλία πρὸς αὐτόν, ᾗ δ' ἄν- 7
θρωπος· δοκεῖ γὰρ εἶναί τι δίκαιον παντὶ ἀνθρώπῳ πρὸς
πάντα τὸν δυνάμενον κοινωνῆσαι νόμου καὶ συνθήκης, καὶ
φιλία δή, καθ' ὅσον ἄνθρωπος. ἐπὶ μικρὸν δὴ καὶ ἐν ταῖς 8
τυραννίσιν αἱ φιλίαι καὶ τὸ δίκαιον, ἐν δὲ ταῖς δημοκρα-
τίαις ἐπὶ πλεῖστον· πολλὰ γὰρ τὰ κοινὰ ἴσοις οὖσιν.

14 ἐν κοινωνίᾳ μὲν οὖν πᾶσα φιλία ἐστίν, καθάπερ εἴρη- XII
ται· ἀφορίσειε δ' ἄν τις τήν τε συγγενικὴν καὶ τὴν ἑται-
ρικήν. αἱ δὲ πολιτικαὶ καὶ φυλετικαὶ καὶ συμπλοϊκαί,
καὶ ὅσαι τοιαῦται, κοινωνικαῖς ἐοίκασι μᾶλλον· οἷον γὰρ

27. δὴ L^{b}O^b ‖ 28. βούλονται] φαίνονται M^b ‖ 29. δὲ τὸ M^b ‖ 31. φιλία ἐστί] φιλία K^{b}Asp. ‖ 33. τῷ om. K^{b}O^b ‖ 34. ἀλλ' om. K^b et ut videtur Asp. ‖ 35. καὶ δεσπότῃ πρὸς δοῦλον secl. Ramsauer ‖ 1161b, 3. ᾗ] οὐδὲ K^{b}O^b ‖ 5. δοῦλος δούλοις μὲν οὐκ pr. K^b ‖ 7. νόμου] καὶ νόμου K^b ‖ 8. φιλία Aretinus: φιλίας ‖ δὲ καὶ L^{b}O^b ‖ 10. πλεῖον K^{b}Asp. ‖ 11. πάσῃ Ramsauer ‖ 13. σύμπλων pr. K^b.

(XII)

καθ' ὁμολογίαν τινὰ φαίνονται εἶναι. εἰς ταύτας δὲ τάξειεν ἄν τις καὶ τὴν ξενικήν.
2 καὶ ἡ συγγενικὴ δὲ φαίνεται πολυειδὴς εἶναι, ἠρτῆσθαι δὲ πᾶσα ἐκ τῆς πατρικῆς· οἱ γονεῖς μὲν γὰρ στέργουσιν τὰ τέκνα ὡς ἑαυτῶν τι ὄντα, τὰ δὲ τέκνα τοὺς γονεῖς ὡς ἀπ' ἐκείνων τι ὄντα. μᾶλλον δ' ἴσασιν οἱ γονεῖς τὰ ἐξ αὑτῶν ἢ τὰ γεννηθέντα ὅτι ἐκ τούτων, καὶ μᾶλλον συνῳκείωται τὸ ἀφ' οὗ τῷ γεννηθέντι ἢ τὸ γενόμενον τῷ ποιήσαντι· τὸ γὰρ ἐξ αὑτοῦ οἰκεῖον τῷ ἀφ' οὗ, οἷον ὀδοὺς θρὶξ ὁτιοῦν τῷ ἔχοντι, ἐκείνῳ δὲ οὐδὲν τὸ ἀφ' οὗ, ἢ ἧττον. καὶ τῷ πλήθει δὲ τοῦ χρόνου· οἳ μὲν γὰρ εὐθὺς γενόμενα στέργουσιν, τὰ δὲ προελθόντα τοῖς χρόνοις τοὺς γονεῖς, σύνεσιν ἢ αἴσθησιν λαβόντα. ἐκ τούτων δὲ
3 δῆλον καὶ δι' ἃ φιλοῦσιν μᾶλλον αἱ μητέρες. γονεῖς μὲν οὖν τέκνα φιλοῦσιν ὡς ἑαυτούς (τὰ γὰρ ἐξ αὑτῶν οἷον ἕτεροι αὐτοὶ τῷ κεχωρίσθαι), τέκνα δὲ γονεῖς ὡς ἀπ' ἐκείνων πεφυκότα, ἀδελφοὶ δ' ἀλλήλους τῷ ἐκ τῶν αὐτῶν πεφυκέναι· ἡ γὰρ πρὸς ἐκεῖνα ταὐτότης ἀλλήλοις ταὐτὸ ποιεῖ· ὅθεν φασὶν ταὐτὸν αἷμα καὶ ῥίζαν καὶ τὰ τοιαῦτα. εἰσὶν
4 δὴ ταὐτό πως καὶ ἐν διῃρημένοις. μέγα δὲ πρὸς φιλίαν καὶ τὸ σύντροφον καὶ τὸ καθ' ἡλικίαν· ἧλιξ γὰρ ἥλικα, καὶ οἱ συνήθεις ἑταῖροι· διὸ καὶ ἡ ἀδελφικὴ τῇ ἑταιρικῇ ὁμοιοῦται. ἀνεψιοὶ δὲ καὶ οἱ λοιποὶ συγγενεῖς ἐκ τούτων 1162a συνῳκείωνται· τῷ γὰρ ἀπὸ τῶν αὐτῶν εἶναι. γίνονται δ'

17. ἠρτῆσθαι δὲ] καὶ ἠρτῆσθαι K^b M^b ‖ 19. τι om. pr. K^b ‖ 23. ὀδοὺς ἢ θρὶξ ἢ ὁτιοῦν M^b, θρὶξ ὀδοὺς ὁτιοῦν L^b O^b ‖ τῷ ἔχοντι om. pr. K^b ‖ ἐκείνων δ' οὐθενὶ O^b ‖ 25. γεννώμενα M^b ‖ προελθόντος χρόνου K^b ‖ 27. οὖν] γὰρ M^b ‖ 31. ταὐτὸ ποιεῖ M^b O^b Asp.: τοῦτο ποιεῖ K^b, ταὐτοποιεῖ L^b ‖ 32. ὅθεν] διό M^b ‖ 33. δὲ] δὴ K^b ‖ 1162a, 2. συνοικειοῦνται L^b O^b.

(XII)

οἳ μὲν οἰκειότεροι οἳ δ' ἀλλοτριώτεροι τῷ σύνεγγυς ἢ πόρρω τὸν ἀρχηγὸν εἶναι. ἔστιν δ' ἡ μὲν πρὸς γονεῖς φιλία τέκνοις 5
καὶ ἀνθρώποις πρὸς θεούς, ὡς πρὸς ἀγαθὸν καὶ ὑπερέχον· εὖ γὰρ πεποιήκασι τὰ μέγιστα· τοῦ γὰρ εἶναι καὶ τραφῆναι αἴτιοι, καὶ γενομένοις τοῦ παιδευθῆναι. ἔχει δὲ καὶ τὸ 6
ἡδὺ καὶ τὸ χρήσιμον ἡ τοιαύτη φιλία μᾶλλον τῶν ὀθνείων, ὅσῳ καὶ κοινότερος ὁ βίος αὐτοῖς ἐστίν. ἔστιν δὲ καὶ ἐν τῇ ἀδελφικῇ ἅπερ καὶ ἐν τῇ ἑταιρικῇ, καὶ μᾶλλον ἐν τοῖς ἐπιεικέσιν, καὶ ὅλως ἐν τοῖς ὁμοίοις, ὅσῳ οἰκειότεροι καὶ ἐκ γενετῆς ὑπάρχουσι στέργοντες ἀλλήλους, καὶ ὅσῳ ὁμοηθέστεροι οἱ ἐκ τῶν αὐτῶν καὶ σύντροφοι καὶ παιδευθέντες ὁμοίως· καὶ ἡ κατὰ τὸν χρόνον δοκιμασία πλείστη καὶ βεβαιοτάτη. ἀνάλογον δὲ καὶ ἐν τοῖς λοιποῖς τῶν συγγενῶν τὰ φιλικά. ἀνδρὶ δὲ καὶ γυναικὶ φιλία δοκεῖ κατὰ φύσιν ὑπάρχειν· ἄνθρωπος γὰρ τῇ φύσει συνδυαστικὸν μᾶλλον ἢ πολιτικόν, ὅσῳ πρότερον καὶ ἀναγκαιότερον οἰκία πόλεως, καὶ τεκνοποιία κοινότερον τοῖς ζῴοις. τοῖς μὲν οὖν ἄλλοις ἐπὶ τοσοῦτον ἡ κοινωνία ἐστίν, οἱ δ' ἄνθρωποι οὐ μόνον τῆς τεκνοποιίας χάριν συνοικοῦσιν, ἀλλὰ καὶ τῶν εἰς τὸν βίον· εὐθὺς γὰρ διῄρηται τὰ ἔργα, καὶ ἔστιν ἕτερα ἀνδρὸς καὶ γυναικός· ἐπαρκοῦσιν οὖν ἀλλήλοις, εἰς τὸ κοινὸν τιθέντες τὰ ἴδια. διὰ ταῦτα δὲ καὶ τὸ χρήσιμον εἶναι δοκεῖ καὶ τὸ ἡδὺ ἐν ταύτῃ τῇ φιλίᾳ. εἴη δ' ἂν καὶ δι' ἀρετήν, εἰ ἐπιεικεῖς εἶεν· ἔστιν γὰρ ἑκατέρου ἀρετή, καὶ χαίροιεν ἂν τῷ τοιούτῳ. σύνδεσμος δὲ τὰ τέκνα δοκεῖ εἶναι· διὸ θᾶττον οἱ ἄτεκνοι διαλύονται· τὰ γὰρ τέκνα κοινὸν ἀγαθὸν ἀμφοῖν, συνέχει δὲ τὸ κοινόν. τὸ δὲ πῶς συμβιωτέον ἀνδρὶ 8

5. καὶ — θεοὺς secl. Ramsauer ‖ ἀγαθοῖς ὑπερέχοντα coniecit Fritzsche ‖ καὶ post ἀγαθὸν om. Kᵇ ‖ 7. καὶ post δὲ om. Mᵇ ‖ 18. ὅσῳ] καὶ ὅσω LᵇMᵇOᵇ ‖ 19. τεκνοποιεῖν Kᵇ ‖ 29. βιωτέον KᵇOᵇ, βιωτέον ἐστὶν Lᵇ.

(XII) πρὸς γυναῖκα καὶ ὅλως φίλῳ πρὸς φίλον, οὐδὲν ἕτερον φαίνεται ζητεῖσθαι ἢ πῶς δίκαιον· οὐ γὰρ ταὐτὸν φαίνεται τῷ φίλῳ πρὸς τὸν φίλον καὶ τὸν ὀθνεῖον καὶ τὸν ἑταῖρον καὶ τὸν συμφοιτητήν.

XIII τριττῶν δ' οὐσῶν φιλιῶν, καθάπερ ἐν ἀρχῇ εἴρηται, καὶ καθ' ἑκάστην τῶν μὲν ἐν ἰσότητι φίλων ὄντων τῶν δὲ καθ' ὑπεροχήν (καὶ γὰρ ὁμοίως ἀγαθοὶ φίλοι γίνονται καὶ ἀμείνων χείρονι, ὁμοίως δὲ καὶ ἡδεῖς, καὶ διὰ τὸ χρήσι- 1162b
μον ἰσάζοντες ταῖς ὠφελείαις καὶ διαφέροντες), τοὺς ἴσους μὲν κατ' ἰσότητα δεῖ τῷ φιλεῖν καὶ τοῖς λοιποῖς ἰσάζειν, τοὺς δ' ἀνίσους τῷ ἀνάλογον ταῖς ὑπεροχαῖς ἀποδιδόναι. —
2 γίνεται δὲ τὰ ἐγκλήματα καὶ αἱ μέμψεις ἐν τῇ κατὰ τὸ χρήσιμον φιλίᾳ ἢ μόνῃ ἢ μάλιστα εὐλόγως. οἱ μὲν γὰρ δι' ἀρετὴν φίλοι ὄντες εὖ δρᾶν ἀλλήλους προθυμοῦνται (τοῦτο γὰρ ἀρετῆς καὶ φιλίας), πρὸς τοῦτο δ' ἁμιλλωμένων οὐκ ἔστιν ἐγκλήματα οὐδὲ μάχαι (τὸν γὰρ φιλοῦντα καὶ εὖ ποιοῦντα οὐδεὶς δυσχεραίνει, ἀλλ' ἐὰν ᾖ χαρίεις, ἀμύνεται εὖ δρῶν· ὁ δ' ὑπερβάλλων, τυγχάνων οὗ ἐφίεται, οὐκ ἂν ἐγκαλοίη τῷ φίλῳ, ἑκάτερος γὰρ τοῦ ἀγαθοῦ ὀρέ-
3 γεται)· οὐ πάνυ δ' οὐδ' ἐν τοῖς δι' ἡδονήν (ἅμα γὰρ ἀμφοῖν γίνεται οὗ ὀρέγονται, εἰ τῷ συνδιάγειν χαίρουσιν· γελοῖος δ' ἂν φαίνοιτο καὶ ὁ ἐγκαλῶν τῷ μὴ τέρποντι, ἐξὸν μὴ
4 συνημερεύειν)· ἡ δὲ διὰ τὸ χρήσιμον ἐγκληματική. ἐπ' ὠφελείᾳ γὰρ χρώμενοι ἀλλήλοις ἀεὶ τοῦ πλείονος δέονται, καὶ ἔλαττον ἔχειν οἴονται τοῦ προσήκοντος, καὶ μέμφονται ὅτι οὐχ ὅσων δέονται τοσούτων τυγχάνουσιν ἄξιοι ὄντες· οἱ

30. οὐδὲν — 32. φίλον καὶ om. pr. K^b ‖ 35. φίλων] τῶν φίλων K^b ‖ 1162b, 4. τῷ] τὸ $K^b O^b$, κατὰ τὸ Γ, τῷ τὸ Coraes ‖ 12. ἑκάτερος — ὀρέγεται secl. Ramsauer ‖ ἕκαστος $K^b L^b$ ‖ ὀρέγεται] ἐφίεται M^b ‖ 14. εἰ] ἐν pr. K^b ‖ 15. ἐξὸν μὴ] ἐξὸν M^b ‖ 16. συνδιημερεύειν $L^b O^b$.

(XIII)

δ' εὖ ποιοῦντες οὐ δύνανται ἐπαρκεῖν τοσαῦτα ὅσων οἱ πά-
σχοντες δέονται. ἔοικεν δέ, καθάπερ τὸ δίκαιόν ἐστι διττόν, 5
τὸ μὲν ἄγραφον τὸ δὲ κατὰ νόμον, καὶ τῆς κατὰ τὸ
χρήσιμον φιλίας ἣ μὲν ἠθικὴ ἣ δὲ νομικὴ εἶναι. γίνεται
οὖν τὰ ἐγκλήματα μάλιστ' ὅταν μὴ κατὰ τὴν αὐτὴν συ-
ναλλάξωσιν καὶ διαλύωνται. ἔστι δ' ἡ νομικὴ μὲν ἡ ἐπὶ 6
ῥητοῖς, ἡ μὲν πάμπαν ἀγοραία ἐκ χειρὸς εἰς χεῖρα, ἡ
δὲ ἐλευθεριωτέρα εἰς χρόνον, καθ' ὁμολογίαν δὲ τί ἀντὶ
τίνος (δῆλον δὲ ἐν ταύτῃ τὸ ὀφείλημα κοὐκ ἀμφίλογον,
φιλικὸν δὲ τὴν ἀναβολὴν ἔχει· διὸ παρ' ἐνίοις οὐκ εἰσὶν τούτων
δίκαι, ἀλλ' οἴονται δεῖν στέργειν τοὺς κατὰ πίστιν συναλλά-
ξαντας)· ἡ δ' ἠθικὴ οὐκ ἐπὶ ῥητοῖς, ἀλλ' ὡς φίλῳ δωρεῖται 7
ἢ ὁτιδήποτε ἄλλο. κομίζεσθαι δὲ ἀξιοῖ τὸ ἴσον ἢ πλέον,
ὡς οὐ δεδωκὼς ἀλλὰ χρήσας. οὐχ ὁμοίως δὲ συναλ- 8
λάξας καὶ διαλυόμενος ἐγκαλέσει. τοῦτο δὲ συμβαίνει
διὰ τὸ βούλεσθαι μὲν πάντας ἢ τοὺς πλείστους τὰ καλά,
προαιρεῖσθαι δὲ τὰ ὠφέλιμα. καλὸν δὲ τὸ εὖ ποιεῖν μὴ
ἵνα ἀντιπάθῃ, ὠφέλιμον δὲ τὸ εὐεργετεῖσθαι. δυναμένῳ 9
δὴ ἀνταποδοτέον τὴν ἀξίαν ὧν ἔπαθεν, καὶ ἑκόντι· ἄκοντα
γὰρ φίλον οὐ ποιητέον, ὡς δὴ διαμαρτόντα ἐν τῇ ἀρχῇ
καὶ εὖ παθόντα ὑφ' οὗ οὐκ ἔδει· οὐ γὰρ ὑπὸ φίλου, οὐδὲ δι'
αὐτὸ τοῦτο δρῶντος· καθάπερ οὖν ἐπὶ ῥητοῖς εὐεργετηθέντα
διαλυτέον. καὶ ὁμολογήσαι δ' ἂν δυνάμενος ἀποδώσειν·

23. φιλίας K^b Asp.: ὠφελείας ‖ 25. δ' ἡ $M^b O^b$: δὴ pr. K^b, δὲ L^b et rc. K^b ‖ ἡ post μὲν om. M^b ‖ 28. ἀμφίβολον M^b ‖ 29. φιλικὸν pr. K^b: φιλικὴν ‖ δὴ pr. K^b ‖ διόπερ pr. K^b ‖ 32. ᾧτινι δήποτε M^b ‖ ἄλλῳ $M^b O^b$ et pr. K^b ‖ 33. δὲ] δὲ καὶ M^b, δὴ Thurot ‖ 1163a, 2. καὶ ἑκόντι om. K^b Asp. ‖ 3. οὐκ οἰητέον Rassow ‖ 4. γὰρ ὡς ὑπὸ Zeller ‖ 6. ὡμολόγησε δ' Victorius et Muretus, δ ὡμολόγησεν Bywater ‖ δ'] μὲν Muretus.

(XIII)

ἀδυνατοῦντα δὲ οὐδὲ ὁ δοὺς ἠξίωσεν ἄν· ὥστ' εἰ δυνατός, ἀποδοτέον. ἐν ἀρχῇ δ' ἐπισκεπτέον ὑφ' οὗ εὐεργετεῖται καὶ ἐπὶ
10 τίνι, ὅπως ἐπὶ τούτοις ὑπομένῃ ἢ μή. — ἀμφισβήτησιν δ' ἔχει πότερα δεῖ τῇ τοῦ παθόντος ὠφελείᾳ μετρεῖν καὶ πρὸς ταύτην ποιεῖσθαι τὴν ἀνταπόδοσιν, ἢ τῇ τοῦ δράσαντος εὐεργεσίᾳ. οἱ μὲν γὰρ παθόντες τοιαῦτά φασιν λαβεῖν παρὰ τῶν εὐεργετῶν ἃ μικρὰ ἦν ἐκείνοις καὶ ἐξῆν παρ' ἑτέρων λαβεῖν, κατασμικρίζοντες· οἱ δ' ἀνάπαλιν τὰ μέγιστα τῶν παρ' αὑτοῖς, καὶ ἃ παρ' ἄλλων οὐκ ἦν, καὶ ἐν
11 κινδύνοις ἢ τοιαύταις χρείαις. ἆρ' οὖν διὰ μὲν τὸ χρήσιμον τῆς φιλίας οὔσης ἡ τοῦ παθόντος ὠφέλεια μέτρον ἐστίν; οὗτος γὰρ ὁ δεόμενος, καὶ ἐπαρκεῖ αὐτῷ ὡς κομιούμενος τὴν ἴσην· τοσαύτη οὖν γεγένηται ἡ ἐπικουρία ὅσον οὗτος ὠφέληται, καὶ ἀποδοτέον δὴ αὐτῷ ὅσον ἐπηύρατο, ἢ καὶ πλέον· κάλλιον γάρ. ἐν δὲ ταῖς κατ' ἀρετὴν ἐγκλήματα μὲν οὐκ ἔστιν, μέτρῳ δ' ἔοικεν ἡ τοῦ δράσαντος προαίρεσις· τῆς ἀρετῆς γὰρ καὶ τοῦ ἤθους ἐν τῇ προαιρέσει τὸ κύριον.

XIV διαφέρονται δὲ καὶ ἐν ταῖς καθ' ὑπεροχὴν φιλίαις. 16
ἀξιοῖ γὰρ ἑκάτερος πλέον ἔχειν, ὅταν δὲ τοῦτο γίνηται, διαλύεται ἡ φιλία. οἴεται γὰρ ὅ τε βελτίων προσήκειν αὐτῷ πλέον ἔχειν (τῷ γὰρ ἀγαθῷ νέμεσθαι πλέον)· ὁμοίως δὲ καὶ ὁ ὠφελιμώτερος. ἀχρεῖον γὰρ ὄντα οὔ φασιν δεῖν ἴσον ἔχειν· λειτουργίαν τε γὰρ γίνεσθαι καὶ οὐ φιλίαν, εἰ μὴ κατ' ἀξίαν τῶν ἔργων ἔσται τὰ ἐκ τῆς φιλίας· οἴονται γάρ, καθάπερ ἐν χρημάτων κοινωνίᾳ πλεῖον λαμβάνουσιν οἱ συμβαλλόμενοι πλεῖον, οὕτω δεῖν καὶ ἐν τῇ φιλίᾳ. ὁ δ' ἐνδεὴς καὶ ὁ χείρων ἀνάπαλιν· φίλου γὰρ ἀγαθοῦ εἶναι

7. διδοὺς Kb ‖ δυνατόν Kb ‖ 9. ὑπομένοι Mb, ὑπομείνῃ Lb ‖ 14. κατασμικρύνοντες rc. Kb ‖ 19. ὠφελεῖται LbMbOb ‖ 20. ἐπηύρατο Ob: ἀπηύρατο LbMb, ἐφεύρετο pr. Kb, ἐφεύρατο rc. Kb, ἐπηύρετο L. Dindorf ‖ καὶ om. Kb ‖ 28. ὁ om. KbMb ‖ 31. πλείω LbOb ‖ 32. πλείω Ob, om. Mb.

(XIV)

τὸ ἐπαρκεῖν τοῖς ἐνδεέσιν· τί γάρ, φασίν, ὄφελος σπουδαίῳ
ἢ δυνάστῃ φίλον εἶναι, μηδέν γε μέλλοντα ἀπολαύειν;
1163b ἔοικεν δὲ ἑκάτερος ὀρθῶς ἀξιοῦν, καὶ δεῖν ἑκατέρῳ πλέον
νέμειν ἐκ τῆς φιλίας, οὐ τοῦ αὐτοῦ δέ, ἀλλὰ τῷ μὲν ὑπερ-
έχοντι τιμῆς τῷ δ᾽ ἐνδεεῖ κέρδους· τῆς μὲν γὰρ ἀρετῆς
καὶ τῆς εὐεργεσίας ἡ τιμὴ γέρας, τῆς δ᾽ ἐνδείας ἐπικουρία
τὸ κέρδος. οὕτω δ᾽ ἔχειν τοῦτο καὶ ἐν ταῖς πολιτείαις φαί- 3
νεται. οὐ γὰρ τιμᾶται ὁ μηδὲν ἀγαθὸν τῷ κοινῷ πορίζων.
τὸ κοινὸν γὰρ δίδοται τῷ τὸ κοινὸν εὐεργετοῦντι, ἡ τιμὴ δὲ
κοινόν. οὐ γὰρ ἔστιν ἅμα χρηματίζεσθαι ἀπὸ τῶν κοινῶν
καὶ τιμᾶσθαι. ἐν πᾶσι γὰρ τὸ ἔλαττον οὐδεὶς ὑπομένει·
τῷ δὴ περὶ χρήματα ἐλαττουμένῳ τιμὴν ἀπονέμουσιν καὶ
τῷ δωροδόκῳ χρήματα· τὸ κατ᾽ ἀξίαν γὰρ ἐπανισοῖ καὶ
σῴζει τὴν φιλίαν, καθάπερ εἴρηται. οὕτω δὴ καὶ τοῖς ἀνί-
σοις ὁμιλητέον, καὶ τῷ εἰς χρήματα ὠφελουμένῳ ἢ εἰς
ἀρετὴν τιμὴν ἀνταποδοτέον, ἀνταποδιδόντα τὰ ἐνδεχόμενα.
τὸ δυνατὸν γὰρ ἡ φιλία ἐπιζητεῖ, οὐ τὸ κατ᾽ ἀξίαν· οὐδὲ 4
γὰρ ἔστιν ἐν πᾶσιν, καθάπερ ἐν ταῖς πρὸς τοὺς θεοὺς τιμαῖς
καὶ τοὺς γονεῖς· οὐδεὶς γὰρ τὴν ἀξίαν ποτ᾽ ἂν ἀποδοίη, εἰς
δύναμιν δὲ ὁ θεραπεύων ἐπιεικὴς εἶναι δοκεῖ. διὸ κἂν δό-
ξειεν οὐκ ἐξεῖναι υἱῷ πατέρα ἀπείπασθαι, πατρὶ δ᾽ υἱόν.
ὀφείλοντα γὰρ ἀποδοτέον, οὐδὲν δέ, ποιήσας, ἄξιον τῶν
ὑπηργμένων δέδρακεν, ὥστ᾽ ἀεὶ ὀφείλει· οἷς δ᾽ ὀφείλεται,
ἐξουσία ἀφεῖναι, καὶ τῷ πατρὶ δή. ἅμα δ᾽ ἴσως οὐδείς ποτ᾽

34. φασὶν om. K^b ‖ 1163b, 1. δὲ] δ᾽ οὖν K^b ‖ 2. δὲ om. pr. K^b ‖ 4. ταῖς ἐνδείαις δὲ K^b ‖ 6. οὐ — 8. κοινόν post 9. τιμᾶσθαι tri. Susemihl ‖ 7. τῷ τὸ] τῷ K^b ‖ 8. οὐ — 9. τιμᾶσθαι secl. Rassow ‖ γὰρ] δὴ solus O^b ‖ 11. ἀδωροδόκῳ rc. K^b ‖ 12. καὶ ἐν φιλίᾳ τοῖς Ramsauer ‖ 14. ἀποδοτέον M^b ‖ ἀποδιδόντα K^b ‖ τὸ ἐνδεχόμενον $M^b O^b$ ‖ 17. τοὺς om. O^b ‖ ἄν ποτε τὴν ἀξίαν $L^b O^b$ ‖ 20. ὀφείλοντι $L^b O^b$ ‖ 22. ἀφιέναι $K^b M^b$ ‖ ἅμα δ᾽] ἀλλ᾽ Coraes.

(XIV) ἂν ἀποστῆναι δοκεῖ μὴ ὑπερβάλλοντος μοχθηρίᾳ (χωρὶς γὰρ τῆς φυσικῆς φιλίας τὴν ἐπικουρίαν ἀνθρωπικὸν μὴ διωθεῖσθαι)· τῷ δὲ φευκτὸν ἢ οὐ σπουδαστὸν τὸ ἐπαρκεῖν, μοχθηρῷ ὄντι. εὖ πάσχειν γὰρ οἱ πολλοὶ βούλονται, τὸ δὲ ποιεῖν φεύγουσιν ὡς ἀλυσιτελές.

I.

I 1 περὶ μὲν οὖν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω· ἐν πάσαις δὲ ταῖς ἀνομοιοειδέσι φιλίαις τὸ ἀνάλογον ἰσάζει καὶ σῴζει τὴν φιλίαν, καθάπερ εἴρηται, οἷον καὶ ἐν τῇ πολιτικῇ τῷ σκυτοτόμῳ ἀντὶ τῶν ὑποδημάτων ἀμοιβὴ γίνεται κατ' ἀξίαν, καὶ τῷ ὑφάντῃ καὶ τοῖς λοιποῖς.
2 ἐνταῦθα μὲν οὖν πεπόρισται κοινὸν μέτρον τὸ νόμισμα, 1164a
καὶ πρὸς τοῦτο δὴ πάντα ἀναφέρεται, καὶ τούτῳ μετρεῖται· ἐν δὲ τῇ ἐρωτικῇ ἐνίοτε μὲν ὁ ἐραστὴς ἐγκαλεῖ ὅτι ὑπερφιλῶν οὐκ ἀντιφιλεῖται, οὐδὲν ἔχων φιλητόν, εἰ οὕτως ἔτυχεν, πολλάκις δὲ ὁ ἐρώμενος ὅτι πρότερον ἐπαγγελλόμενος
3 πάντα νῦν οὐδὲν ἐπιτελεῖ. συμβαίνει δὲ τὰ τοιαῦτα, ἐπειδὰν ὃ μὲν δι' ἡδονὴν τὸν ἐρώμενον φιλῇ, ὃ δὲ διὰ τὸ χρήσιμον τὸν ἐραστήν, ταῦτα δὲ μὴ ἀμφοῖν ὑπάρχῃ. διὰ ταῦτα γὰρ τῆς φιλίας οὔσης διάλυσις γίνεται, ἐπειδὰν μὴ γίνηται ὧν ἕνεκα ἐφίλουν· οὐ γὰρ αὐτοὺς ἔστεργον ἀλλὰ τὰ ὑπάρχοντα, οὐ μόνιμα ὄντα· διὸ τοιαῦται καὶ αἱ φιλίαι. ἡ δὲ τῶν ἠθῶν καθ' αὑτὴν οὖσα μένει, καθάπερ εἴρη-
4 ται. διαφέρονται δὲ καὶ ὅταν ἕτερα γίνηται αὐτοῖς καὶ μὴ ὧν ὀρέγονται· ὅμοιον γὰρ τῷ μηδὲν γίνεσθαι, ὅταν οὗ ἐφίεται μὴ τυγχάνῃ, οἷον καὶ τῷ κιθαρῳδῷ ὁ ἐπαγ-

23. δοκῇ L^b M^b ‖ 24. ὠφελειας K^b ‖ 25. δ' ἐπίφευκτον M^b ‖ 28. περὶ — εἰρήσθω secl. Fritzsche et alii ‖ 32. ἀνομοειδέσι L^b M^b ‖ 33. καὶ ἐν] ἐν M^b ‖ 1164a, 2. καὶ πρὸς L^b: πρὸς ‖ 10. γένηται K^b ‖ αὑτοὺς Bywater ‖ 13. δὲ καὶ] δ' K^b ‖ 14. τοῦ K^b ‖ 15. ἐπαγγειλάμενος Coraes.

(I)
γελλόμενος, καὶ ὅσῳ ἄμεινον ᾄσειεν, τοσούτῳ πλείω· εἰς
ἕω δ' ἀπαιτοῦντι τὰς ὑποσχέσεις ἀνθ' ἡδονῆς ἡδονὴν ἀπο-
δεδωκέναι ἔφη. εἰ μὲν οὖν ἑκάτερος τοῦτο ἐβούλετο, ἱκανῶς
ἂν εἶχεν· εἰ δ' ὃ μὲν τέρψιν ὃ δὲ κέρδος, καὶ ὃ μὲν ἔχει
ὃ δὲ μή, οὐκ ἂν εἴη τὸ κατὰ τὴν κοινωνίαν καλῶς. ὧν
γὰρ δεόμενος τυγχάνει, τούτοις καὶ προσέχει, κἀκείνου
γε χάριν ταῦτα δώσει. — τὴν ἀξίαν δὲ ποτέρου τάξαι ἐστίν, 5
τοῦ προϊεμένου ἢ τοῦ προλαβόντος; ὁ γὰρ προϊέμενος ἔοικ'
ἐπιτρέπειν ἐκείνῳ. ὅπερ φασὶν καὶ Πρωταγόραν ποιεῖν·
ὅτε γὰρ διδάξειεν ἁδήποτε, τιμῆσαι τὸν μαθόντα ἐκέλευεν
ὅσου δοκεῖ ἄξια ἐπίστασθαι, καὶ ἐλάμβανεν τοσοῦτον. ἐν 6
τοῖς τοιούτοις δ' ἐνίοις ἀρέσκει τὸ "μισθὸς δ' ἀνδρί". οἱ
δὲ προλαμβάνοντες τὸ ἀργύριον, εἶτα μηδὲν ποιοῦντες ὧν ἔφα-
σαν διὰ τὰς ὑπερβολὰς τῶν ἐπαγγελιῶν, εἰκότως ἐν ἐγκλή-
μασι γίνονται· οὐ γὰρ ἐπιτελοῦσιν ἃ ὡμολόγησαν. τοῦτο 7
δ' ἴσως ποιεῖν οἱ σοφισταὶ ἀναγκάζονται διὰ τὸ μηδένα ἂν
δοῦναι ἀργύριον ὧν ἐπίστανται. οὗτοι μὲν οὖν ὧν ἔλαβον τὸν
μισθόν, μὴ ποιοῦντες εἰκότως ἐν ἐγκλήμασιν εἰσίν· ἐν οἷς
δὲ μὴ γίνεται διομολογία τῆς ὑπουργίας, οἱ μὲν δι' αὑτοὺς
προϊέμενοι εἴρηται ὅτι ἀνέγκλητοι (τοιαύτη γὰρ ἡ κατ'
1164b ἀρετὴν φιλία), τὴν ἀμοιβήν τε ποιητέον κατὰ τὴν προαί-
ρεσιν (αὕτη γὰρ τοῦ φίλου καὶ τῆς ἀρετῆς· οὕτω δ' ἔοικε
καὶ τοῖς φιλοσοφίας κοινωνήσασιν· οὐ γὰρ πρὸς χρήματα
ἡ ἀξία μετρεῖται, τιμή τε ἰσόρροπος οὐκ ἂν γένοιτο, ἀλλ'

16. εἰς ἕω] θησαίωι K^b ‖ 20. τὸ] τὰ K^b ‖ τὴν om. L^b ‖ 22. τὰ αὐτὰ O^b, τὰ αὐτοῦ Muretus ‖ τὴν — b, 21. ἐτίμα = 1163a, 9. ἀμφισβήτησιν — 23. κύριον Rassow ‖ 23. προλαμβάνοντος? Bywater ‖ 25. μανθάνοντα L^{b}O^b ‖ 26. ἐν — 27. ἀνδρί secl. Ramsauer ‖ 27. ἀρκεῖ ἐνίοις M^b ‖ τὸ] τε ὁ K^b ‖ post ἀνδρί L^{b}M^b add. ἄρκιος ἔστω, K^b versum dimidium vacuum ‖ 28. προλαβόντες M^b ‖ 34. αὐτοὺς Bonitz.

(I) ἴσως ἱκανόν, καθάπερ καὶ πρὸς θεοὺς καὶ πρὸς γονεῖς, τὸ
8 ἐνδεχόμενον), μὴ τοιαύτης δ᾽ οὔσης τῆς δόσεως ἀλλ᾽ ἐπί τινι, μάλιστα μὲν ἴσως δεῖ τὴν ἀνταπόδοσιν γίνεσθαι δοκοῦσαν ἀμφοῖν κατ᾽ ἀξίαν εἶναι, εἰ δὲ τοῦτο μὴ συμβαίνοι, οὐ μόνον ἀναγκαῖον δόξειεν ἂν τὸν προέχοντα τάττειν, ἀλλὰ καὶ δίκαιον. ὅσον γὰρ οὗτος ὠφελήθη ἢ ἀνθ᾽ ὅσου τὴν ἡδονὴν εἵλετ᾽ ἄν, τοσοῦτον ἀντιλαβὼν ἕξει τὴν παρὰ τούτου ἀξίαν. καὶ γὰρ ἐν τοῖς ὠνίοις οὕτω φαίνεται γινόμε-
9 νον, ἐνιαχοῦ τ᾽ εἰσὶν νόμοι τῶν ἑκουσίων συμβολαίων δίκας μὴ εἶναι ὡς δέον, ᾧ ἐπίστευσεν, διαλυθῆναι πρὸς τοῦτον καθάπερ ἐκοινώνησεν. ᾧ γὰρ ἐπετράφθη, τοῦτον οἴεται δικαιότερον εἶναι τάξαι τοῦ ἐπιτρέψαντος. τὰ πολλὰ γὰρ οὐ τοῦ ἴσου τιμῶσιν οἱ ἔχοντες καὶ οἱ βουλόμενοι λαβεῖν· τὰ γὰρ οἰκεῖα καὶ ἃ διδόασιν ἑκάστοις φαίνεται πολλοῦ ἄξια· ἀλλ᾽ ὅμως ἡ ἀμοιβὴ γίνεται πρὸς τοσοῦτον ὅσον ἂν τάττωσιν οἱ λαμβάνοντες. δεῖ δ᾽ ἴσως οὐ τοσούτου τιμᾶν ὅσου ἔχοντι φαίνεται ἄξιον, ἀλλ᾽ ὅσου πρὶν ἔχειν ἐτίμα.

II ἀπορίαν δ᾽ ἔχει καὶ τὰ τοιαῦτα, οἷον πότερα δεῖ 2
πάντα τῷ πατρὶ ἀπονέμειν καὶ πείθεσθαι, ἢ κάμνοντα μὲν ἰατρῷ πειστέον, στρατηγὸν δὲ χειροτονητέον τὸν πολεμικόν· ὁμοίως δὲ φίλῳ μᾶλλον ἢ σπουδαίῳ ὑπηρετητέον, καὶ εὐεργέτῃ ἀνταποδοτέον χάριν μᾶλλον ἢ ἑταίρῳ δοτέον,
2 ἐὰν ἀμφοῖν μὴ ἐνδέχηται. — ἆρ᾽ οὖν πάντα τὰ τοιαῦτα ἀκριβῶς μὲν διορίσαι οὐ ῥᾴδιον; (πολλὰς γὰρ καὶ παντοίας ἔχει

1164b, 5. ἴσως] ἴσως δ Kᵇ ‖ καὶ post καθάπερ om. Kᵇ ‖ 10. γὰρ] γὰρ ἂν KᵇOᵇ ‖ 11. ἀντιλαβὼν] ὁ ἀντιλαβὼν Zell ‖ 15. ᾧ — 20. λαβόντες in suspicionem vocat Ramsauer ‖ 20. λαβόντες Mᵇ ‖ 22. τοιάδε Mᵇ ‖ πότερον Kᵇ ‖ 24. πιστευτέον LᵇOᵇ (γρ. πειστέον mg. Oᵇ), πιστεύειν Kᵇ ‖ 26. δοτέον] προετέον Kᵇ ‖ 27. ἄμφω Kᵇ.

διαφορὰς καὶ μεγέθει καὶ μικρότητι καὶ τῷ καλῷ καὶ
ἀναγκαίῳ)· ὅτι δ' οὐ πάντα τῷ αὐτῷ ἀποδοτέον, οὐκ ἄδη- 3
λον. καὶ τὰς μὲν εὐεργεσίας ἀνταποδοτέον ὡς ἐπὶ τὸ πολὺ
μᾶλλον ἢ χαριστέον ἑταίροις, καὶ ὥσπερ δάνειον, ᾧ ὀφεί-
λει ἀποδοτέον μᾶλλον ἢ ἑταίρῳ δοτέον. ἴσως δὲ οὐδὲ τοῦτ' 4
ἀεί, οἷον τῷ λυτρωθέντι παρὰ λῃστῶν πότερον τὸν λυσά-
μενον ἀντιλυτρωτέον, κἂν ὁστισοῦν ᾖ, ἢ καὶ μὴ ἑαλωκότι
ἀπαιτοῦντι δὲ ἀποδοτέον, ἢ τὸν πατέρα λυτρωτέον; δόξειε
γὰρ ἂν καὶ ἑαυτοῦ μᾶλλον τὸν πατέρα. ὅπερ οὖν εἴρηται, 5
καθόλου μὲν τὸ ὀφείλημα ἀποδοτέον, ἐὰν δ' ὑπερτείνῃ ἡ
δόσις τῷ καλῷ ἢ τῷ ἀναγκαίῳ, πρὸς ταῦτα ἀποκλιτέον·
ἐνίοτε γὰρ οὐδ' ἐστὶν ἴσον τὸ τὴν προϋπαρχὴν ἀμείψασθαι,
ἐπειδὰν ὃ μὲν σπουδαῖον εἰδὼς εὖ ποιήσῃ, τῷ δὲ ἡ ἀντα-
πόδοσις γίνηται ὃν οἴεται μοχθηρὸν εἶναι. οὐδὲ γὰρ τῷ
δανείσαντι ἐνίοτε ἀντιδανειστέον· ὃ μὲν γὰρ οἰόμενος κο-
μιεῖσθαι ἐδάνεισεν ἐπιεικεῖ ὄντι, ὃ δ' οὐκ ἐλπίζει κομιεῖσθαι
παρὰ πονηροῦ. εἴτε τοίνυν τῇ ἀληθείᾳ οὕτως ἔχει, οὐκ ἴσον
τὸ ἀξίωμα· εἴτ' ἔχει μὲν μὴ οὕτως οἴονται δέ, οὐκ ἂν δό-
ξαιεν ἄτοπα ποιεῖν. ὅπερ οὖν πολλάκις εἴρηται, οἱ περὶ τὰ 6
πάθη καὶ τὰς πράξεις λόγοι ὁμοίως ἔχουσιν τὸ ὡρισμένον
τοῖς περὶ ἃ εἰσίν. — ὅτι μὲν οὖν οὐ ταὐτὰ πᾶσιν ἀποδοτέον,
οὐδὲ τῷ πατρὶ πάντα, καθάπερ οὐδὲ τῷ Διὶ θύεται, οὐκ
ἄδηλον· ἐπεὶ δ' ἕτερα γονεῦσι καὶ ἀδελφοῖς καὶ ἑταίροις 7
καὶ εὐεργέταις, ἑκάστοις τὰ οἰκεῖα καὶ τὰ ἁρμόττοντα
ἀπονεμητέον. οὕτω δὲ καὶ ποιεῖν φαίνονται· εἰς γάμους
μὲν γὰρ καλοῦσιν τοὺς συγγενεῖς (τούτοις γὰρ κοινὸν τὸ γένος
καὶ αἱ περὶ τοῦτο δὴ πράξεις), καὶ εἰς τὰ κήδη δὲ μάλιστα
οἴονται δεῖν τοὺς συγγενεῖς ἀπαντᾶν διὰ ταὐτό. δόξειε δ' 8

32. ἑτέρῳ Muretus ‖ καὶ ὥσπερ] ὥσπερ K^b, ὥσπερ καὶ Argyropylos ‖ 33. ἑτέρῳ Muretus ‖ 34. πότερα K^b ‖ 35. καὶ om. $K^b L^b O^b$ ‖ 1165a, 11. δόξειεν $M^b O^b$ ‖ 17. ἁρμόζοντα $L^b O^b$.

(II)
ἂν τροφῆς μὲν γονεῦσι δεῖν μάλιστ' ἐπαρκεῖν, ὡς ὀφείλοντας, καὶ τοῖς αἰτίοις τοῦ εἶναι κάλλιον ὂν ἢ ἑαυτοῖς εἰς ταῦτ' ἐπαρκεῖν· καὶ τιμὴν δὲ γονεῦσιν καθάπερ θεοῖς, οὐ πᾶσαν δέ. οὐδὲ γὰρ τὴν αὐτὴν πατρὶ καὶ μητρί, οὐδ' αὖ τὴν τοῦ σοφοῦ ἢ τοῦ στρατηγοῦ, ἀλλὰ τὴν πατρικήν, ὁμοίως
9 δὲ καὶ τὴν μητρικήν. καὶ παντὶ δὲ τῷ πρεσβυτέρῳ τιμὴν [τὴν] καθ' ἡλικίαν, ὑπαναστάσει καὶ κατακλίσει καὶ τοῖς τοιούτοις. πρὸς ἑταίρους δ' αὖ καὶ ἀδελφοὺς παρρησίαν καὶ ἁπάντων κοινότητα. καὶ συγγενέσι δὲ καὶ φυλέταις καὶ πολίταις καὶ τοῖς λοιποῖς ἅπασιν ἀεὶ πειρατέον τὸ οἰκεῖον ἀπονέμειν, καὶ συγκρίνειν τὰ ἑκάστοις ὑπάρχοντα κατ'
10 οἰκειότητα καὶ ἀρετὴν ἢ χρῆσιν. τῶν μὲν οὖν ὁμογενῶν ῥᾴων ἡ κρίσις, τῶν δὲ διαφερόντων ἐργωδεστέρα. οὐ μὴν διά γε τοῦτο ἀποστατέον, ἀλλ' ὡς ἂν ἐνδέχηται, οὕτως διοριστέον.

III ἔχει δ' ἀπορίαν καὶ περὶ τοῦ διαλύεσθαι τὰς φιλίας 3
ἢ μὴ πρὸς τοὺς μὴ διαμένοντας. ἢ πρὸς μὲν τοὺς διὰ τὸ 1165b
χρήσιμον ἢ τὸ ἡδὺ φίλους ὄντας, ὅταν μηκέτι ταῦτ' ἔχωσιν, οὐδὲν ἄτοπον διαλύεσθαι; (ἐκείνων γὰρ ἦσαν φίλοι· ὧν ἀπολιπόντων εὔλογον τὸ μὴ φιλεῖν)· ἐγκαλέσειε δ' ἄν τις, εἰ διὰ τὸ χρήσιμον ἢ τὸ ἡδὺ ἀγαπῶν προσεποιεῖτο διὰ τὸ ἦθος. ὅπερ γὰρ ἐν ἀρχῇ εἴπομεν, πλεῖσται διαφοραὶ γίνονται τοῖς φίλοις, ὅταν μὴ ὁμοίως οἴωνται καὶ ὦσι
2 φίλοι. ὅταν μὲν οὖν διαψευσθῇ τις καὶ ὑπολάβῃ φιλεῖσθαι διὰ τὸ ἦθος, μηδὲν τοιοῦτον ἐκείνου πράττοντος, ἑαυτὸν αἰτιῷτ' ἄν· ὅταν δ' ὑπὸ τῆς ἐκείνου προσποιήσεως ἀπατηθῇ, δίκαιον ἐγκαλεῖν τῷ ἀπατήσαντι, καὶ μᾶλλον ἢ τοῖς τὸ νόμισμα κιβδηλεύουσιν, ὅσῳ περὶ τιμιώτερον ἡ κακουργία. —

22. τροφὴν Zell ‖ 23. ὂν] ὄντως ὂν L^b, om. $K^b M^b O^b$ ‖ 24. τιμὰς K^b ‖ 25. δέ] δὲ γονεῦσιν $L^b M^b O^b$ ‖ 26. ἢ] ἢ τὴν K^b ‖ 27. τὴν om. $K^b O^b$ ‖ δὴ K^b ‖ 28. τὴν om. K^b ‖ ὑπαναστάσει ἢ καὶ K^b ‖ 30. δὲ M^b: δὴ ‖ 34. σύγκρισις Ruelle ‖ 1165b, 6. ὃ $K^b L^b$ ‖ 12. ὅσῳπερ K^b.

(III)

ἐὰν δ' ἀποδέχηται ὡς ἀγαθόν, γένηται δὲ μοχθηρὸς καὶ 3
δοκῇ, ἆρ' ἔτι φιλητέον; ἢ οὐ δυνατόν, εἴπερ μὴ πᾶν φιλη-
τὸν ἀλλὰ τἀγαθόν, οὔτε δὲ φιλητέον πονηρὸν οὔτε δεῖ;
φιλοπόνηρον γὰρ οὐ χρὴ εἶναι, οὐδ' ὁμοιοῦσθαι φαύλῳ· εἴρη-
ται δ' ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον. ἆρ' οὖν εὐθὺς διαλυτέον;
ἢ οὐ πᾶσιν, ἀλλὰ τοῖς ἀνιάτοις κατὰ τὴν μοχθηρίαν, ἐπαν-
όρθωσιν δὲ ἔχουσιν μᾶλλον βοηθητέον εἰς τὸ ἦθος ἢ τὴν
οὐσίαν, ὅσῳ βέλτιον καὶ τῆς φιλίας οἰκειότερον; δόξειε δ'
ἂν ὁ διαλυόμενος οὐδὲν ἄτοπον ποιεῖν. οὐ γὰρ τούτῳ ᾗ τοι-
ούτῳ φίλος ἦν· ἀλλοιωθέντα οὖν ἀδυνατῶν ἀνασῶσαι ἀφίστα-
ται. εἰ δ' ὃ μὲν διαμένοι ὃ δὲ ἐπιεικέστερος γίνοιτο καὶ πολὺ 4
διαλλάττοι τῇ ἀρετῇ, ἆρα χρηστέον φίλῳ, ἢ οὐκ ἐνδέχεται;
ἐν μεγάλῃ δὲ διαστάσει μάλιστα δῆλον γίνεται, οἷον ἐν
ταῖς παιδικαῖς φιλίαις· εἰ γὰρ ὃ μὲν διαμένοι τὴν διά-
νοιαν παῖς ὃ δ' ἀνὴρ εἴη οἷος κράτιστος, πῶς ἂν εἶεν φίλοι
μήτ' ἀρεσκόμενοι τοῖς αὐτοῖς μήτε χαίροντες καὶ λυπού-
μενοι; οὐδὲ γὰρ περὶ ἀλλήλους ταῦθ' ὑπάρξει αὐτοῖς, ἄνευ
δὲ τούτων οὐκ ἦν φίλους εἶναι· συμβιοῦν γὰρ οὐχ οἷόν
τε. εἴρηται δὲ περὶ τούτων. ἆρ' οὖν οὐθὲν ἀλλοιότερον πρὸς 5
αὐτὸν ἑκτέον ἢ εἰ μὴ ἐγεγόνει φίλος μηδέποτε; ἢ δεῖ
μνείαν ἔχειν τῆς γενομένης συνηθείας, καὶ καθάπερ φίλοις
μᾶλλον ἢ ὀθνείοις οἰόμεθα δεῖν χαρίζεσθαι, οὕτω καὶ τοῖς
γενομένοις ἀπονεμητέον τι διὰ τὴν προγεγενημένην φιλίαν,
ὅταν μὴ δι' ὑπερβολὴν μοχθηρίας ἡ διάλυσις γένηται;

13. *γίνηται*? Bywater ‖ 15. *οὔτε—πονηρόν* secl. Ramsauer ‖ *δὲ φιλητέον*] *δὴ φιλητὸν* Zwinger, *δὲ φιλητὸν τὸ* Stahr, (*δὴ φιλητὸς πονηρός* Thurot) ‖ *οὐδὲ δεῖ* Ramsauer ‖ *οὔτε δεῖ φιλοπόνηρον* om. K^b ‖ 21. *τούτωι ᾗ* rc. K^b et *γρ.* O^b, *τούτωι ἡ* pr. $K^b M^b$, *τῷ* $L^b O^b$ ‖ 23. *γένοιτο* $L^b O^b$ ‖ 35. *τι* om. K^b ‖ *προγενομένην* $K^b M^b$ ‖ 36. *ἡ* N^b Heliodorus: om. cett.

IV τὰ φιλικὰ δὲ τὰ πρὸς τοὺς φίλους, καὶ οἷς αἱ φιλίαι ὁρίζονται, ἔοικεν ἐκ τῶν πρὸς ἑαυτὸν ἐληλυθέναι. τιθέασι γὰρ φίλον τὸν βουλόμενον καὶ πράττοντα τἀγαθὰ ἢ τὰ φαινόμενα ἐκείνου ἕνεκα, ἢ τὸν βουλόμενον εἶναι καὶ ζῆν τὸν φίλον αὐτοῦ χάριν, ὅπερ αἱ μητέρες πρὸς τὰ τέκνα πεπόνθασι, καὶ τῶν φίλων οἱ προσκεκρουκότες· οἳ δὲ τὸν συνδιάγοντα καὶ ταὐτὰ αἱρούμενον, ἢ τὸν συναλγοῦντα καὶ συγχαίροντα τῷ φίλῳ, μάλιστα δὲ καὶ τοῦτο περὶ τὰς μητέρας συμβαίνει. τούτων δέ τινι καὶ τὴν φιλίαν 4 1166a
2 ὁρίζονται. πρὸς ἑαυτὸν δὲ τούτων ἕκαστον τῷ ἐπιεικεῖ ὑπάρχει, τοῖς δὲ λοιποῖς, ᾗ τοιοῦτοι ὑπολαμβάνουσιν εἶναι. ἔοικεν δέ, καθάπερ εἴρηται, μέτρον ἑκάστων ἡ ἀρετὴ καὶ
3 ὁ σπουδαῖος εἶναι. οὗτος γὰρ ὁμογνωμονεῖ ἑαυτῷ, καὶ τῶν αὐτῶν ὀρέγεται κατὰ πᾶσαν τὴν ψυχήν. καὶ βούλεται δὴ ἑαυτῷ τἀγαθὰ καὶ τὰ φαινόμενα καὶ πράττει (τοῦ γὰρ ἀγαθοῦ τἀγαθὸν διαπονεῖν) καὶ ἑαυτοῦ ἕνεκα· τοῦ γὰρ διανοητικοῦ χάριν, ὅπερ ἕκαστος εἶναι δοκεῖ. καὶ ζῆν δὲ βούλεται ἑαυτὸν καὶ σῴζεσθαι, καὶ μάλιστα τοῦτο ᾧ
4 φρονεῖ· ἀγαθὸν γὰρ τῷ σπουδαίῳ τὸ εἶναι. ἕκαστος δ' ἑαυτῷ βούλεται τἀγαθά, γενόμενος δ' ἄλλος οὐδεὶς αἱρεῖ-

1166a, 1. „τὰ φιλικὰ — 1167b, 16. ποιεῖν haud idoneo loco posita esse iudicat Spengel, legisse ibidem videtur iam scriptor M. Moralium 1210b, 32 — 1212b, 23, quippe qui, cum quae 1166a, 1 — 1168a, 27, iam ante ea, quae 1159b, 25 sqq. leguntur, in E. E. 1240a, 8 — 1241b, 12 tractentur, alterum ordinem cum altero miscuerit" Susemihl ‖ φίλους πέλας καὶ ὅσαι φιλίαι Kᵇ, πέλας καὶ οἷς αἱ φιλίαι Bywater ‖ 5. τῶν φίλων KᵇOᵇ ‖ 9. δὴ Thurot ‖ 12. δὲ KᵇMᵇOᵇ: γὰρ Lᵇ ‖ ἑκάστων Kᵇ: ἑκάστῳ ‖ 16. διαπονεῖ Kᵇ ‖ 19. ἕκαστος — 23. μάλιστα secl. Susemihl.

(IV)

ται πάντ' ἔχειν ἐκεῖνο τὸ γενόμενον· ἔχει γὰρ καὶ νῦν ὁ θεὸς τἀγαθόν, ἀλλ' ὢν ὅ τι ποτ' ἐστίν. δόξειε δ' ἂν τὸ νοοῦν ἕκαστος εἶναι, ἢ μάλιστα. συνδιάγειν τε ὁ τοιοῦτος ἑαυτῷ 5
βούλεται· ἡδέως γὰρ αὐτὸ ποιεῖ· τῶν τε γὰρ πεπραγμένων ἐπιτερπεῖς αἱ μνῆμαι, καὶ τῶν μελλόντων ἐλπίδες ἀγαθαί· αἱ τοιαῦται δ' ἡδεῖαι. καὶ θεωρημάτων δ' εὐπορεῖ τῇ διανοίᾳ. συναλγεῖ τε καὶ συνήδεται μάλισθ' ἑαυτῷ· πάντοτε γάρ ἐστι τὸ αὐτὸ λυπηρόν τε καὶ ἡδύ, καὶ οὐκ ἄλλοτε ἄλλο· ἀμεταμέλητος γὰρ ὡς εἰπεῖν. τῷ δὴ πρὸς αὐτὸν [μὲν] ἕκαστα τούτων ὑπάρχειν τῷ ἐπιεικεῖ, πρὸς δὲ τὸν φίλον ἔχειν ὥσπερ πρὸς ἑαυτόν (ἔστιν γὰρ ὁ φίλος ἄλλος αὐτός), καὶ ἡ φιλία τούτων εἶναί τι δοκεῖ, καὶ φίλοι οἷς ταῦθ' ὑπάρχει. — πρὸς αὐτὸν δὲ πότερον ἔστιν ἢ 6
οὐκ ἔστι φιλία, ἀφείσθω ἐπὶ τοῦ παρόντος· δόξειε δ' ἂν ταύτῃ εἶναι φιλία, ᾗ ἔστιν δύο ἢ πλείω ἐκ τῶν εἰρημένων, καὶ ὅτι ἡ ὑπερβολὴ τῆς φιλίας τῇ πρὸς αὐτὸν ὁμοιοῦται. φαίνεται δὲ τὰ εἰρημένα καὶ τοῖς πολλοῖς ὑπάρχειν, 7
καίπερ οὖσι φαύλοις. ἆρ' οὖν ᾗ ἀρέσκουσιν ἑαυτοῖς καὶ ὑπολαμβάνουσιν ἐπιεικεῖς εἶναι, ταύτῃ μετέχουσιν αὐτῶν; ἐπεὶ τῶν γε κομιδῇ φαύλων καὶ ἀνοσιουργῶν οὐδενὶ ταῦθ' ὑπάρχει, ἀλλ' οὐδὲ φαίνεται. σχεδὸν δὲ οὐδὲ τοῖς φαύ- 8
λοις· διαφέρονται γὰρ ἑαυτοῖς, καὶ ἑτέρων μὲν ἐπιθυμοῦσιν ἄλλα δὲ βούλονται, οἷον οἱ ἀκρατεῖς· αἱροῦνται γὰρ ἀντὶ τῶν δοκούντων ἑαυτοῖς ἀγαθῶν εἶναι τὰ ἡδέα βλαβερὰ ὄντα· οἳ δ' αὖ διὰ δειλίαν καὶ ἀργίαν ἀφίστανται τοῦ πράττειν ἃ οἴονται ἑαυτοῖς βέλτιστα εἶναι· οἷς δὲ πολλὰ

21. *πάντας* Aldina, *ταὐτὰ* Berg. *ταῦτ'* Coraes ‖ *ἐκεῖνο τὸ γενόμενον* secl. Vermehren ‖ **22.** *ἀλλ' οἷον ὁπότ'* K^b ‖ **23.** *ἢ* om. $K^b M^b$ ‖ **25.** *μνεῖαι* $K^b M^b$ ‖ **29.** *ἄλλωι* pr. K^b ‖ **30.** *μὲν* om. $K^b L^b O^b$ ‖ **32.** *καὶ ἡ*] *ἡ* K^b ‖ **34.** *δόξειε* — b, 2. *ὁμοιοῦται* secl. Ramsauer ‖ **35.** *εἶναι ἡ φιλία* $L^b O^b$ ‖ *ἢ οὐκ ἔστι* M^b ‖ *ἐκ*] *ἢ ἐκ* K^b ‖ 1166b, **3.** *ἧι τ' ἀρέσκουσιν* K^b.

(IV)

καὶ δεινὰ πέπρακται, καὶ διὰ τὴν μοχθηρίαν μισοῦνται καὶ
9 φεύγουσι τὸ ζῆν καὶ ἀναιροῦσιν ἑαυτούς. ζητοῦσίν τε οἱ μοχθηροὶ μεθ' ὧν συνδιημερεύσουσιν, ἑαυτοὺς δὲ φεύγουσιν· ἀναμιμνήσκονται γὰρ πολλῶν καὶ δυσχερῶν, καὶ τοιαῦθ' ἕτερα ἐλπίζουσι, καθ' ἑαυτοὺς ὄντες, μεθ' ἑτέρων δ' ὄντες ἐπιλανθάνονται. οὐδέν τε φιλητὸν ἔχοντες οὐδὲν φιλικὸν πάσχουσι πρὸς ἑαυτούς. οὐδὲ δὴ συγχαίρουσιν οὐδὲ συναλγοῦσιν οἱ τοιοῦτοι ἑαυτοῖς· στασιάζει γὰρ αὐτῶν ἡ ψυχή, καὶ τὸ μὲν διὰ μοχθηρίαν ἀλγεῖ ἀπεχόμενον τινῶν, τὸ δ' ἥδεται, καὶ τὸ μὲν δεῦρο τὸ δ' ἐκεῖσε ἕλκει ὥσπερ δια-
10 σπῶντα. εἰ δὲ μὴ οἷόν τε ἅμα λυπεῖσθαι καὶ ἥδεσθαι, ἀλλὰ μετὰ μικρόν γε λυπεῖται ὅτι ἥσθη, καὶ οὐκ ἂν ἐβούλετο ἡδέα ταῦτα γενέσθαι αὐτῷ· μεταμελείας γὰρ οἱ φαῦλοι γέμουσιν. οὐ δὴ φαίνεται ὁ φαῦλος οὐδὲ πρὸς ἑαυτὸν φιλικῶς διακεῖσθαι διὰ τὸ μηδὲν ἔχειν φιλητόν. εἰ δὴ τὸ οὕτως ἔχειν λίαν ἐστὶν ἄθλιον, φευκτέον τὴν μοχθηρίαν διατεταμένως καὶ πειρατέον ἐπιεικῆ εἶναι· οὕτω γὰρ καὶ πρὸς ἑαυτὸν φιλικῶς ἂν ἔχοι καὶ ἑτέρῳ φίλος γένοιτο.

V ἡ δ' εὔνοια φιλικῷ μὲν ἔοικεν, οὐ μὴν ἔστι γε φιλία. γίνεται γὰρ εὔνοια καὶ πρὸς ἀγνῶτας καὶ λανθάνουσα, φιλία δ' οὔ. καὶ πρότερον δὲ ταῦτ' εἴρηται. ἀλλ' οὐδὲ φίλησις ἐστίν. οὐ γὰρ ἔχει διάτασιν οὐδ' ὄρεξιν, τῇ φιλήσει
2 δὲ ταῦτ' ἀκολουθεῖ· καὶ ἡ μὲν φίλησις μετὰ συνηθείας, ἡ δ' εὔνοια καὶ ἐκ προσπαίου, οἷον καὶ περὶ τοὺς ἀγωνιστὰς

12. καὶ ante διὰ om. $L^b O^b$ ‖ μισοῦνται] μισοῦσι τε $L^b O^b$ ‖ καὶ om. M^b ‖ 14. συνημερεύσουσιν K^b ‖ 20. τὸ μὲν] τότε μὲν $L^b O^b$, om. K^b ‖ 29. καὶ πρὸς] πρὸς $K^b M^b$ ‖ 30. ἡ — 1168a, 27. εἶναι post 1169b, 2. χρή traicienda censet Susemihl ‖ 30. φιλικῶι K^b: φιλίᾳ ‖ 32. τοιαῦτ' $K^b M^b$.

(V)

1167a συμβαίνει. εὖνοι γὰρ αὐτοῖς γίνονται καὶ συνθέλουσιν, συμπράξαιεν δ' ἂν οὐδέν· ὅπερ γὰρ εἴπομεν, προσπαίως εὖνοι γίνονται καὶ ἐπιπολαίως στέργουσιν. — ἔοικεν δὴ ἀρχὴ φιλίας 3 εἶναι, ὥσπερ τοῦ ἐρᾶν ἡ διὰ τῆς ὄψεως ἡδονή· μὴ γὰρ προησθεὶς τῇ ἰδέᾳ οὐδεὶς ἐρᾷ, ὁ δὲ χαίρων τῷ εἴδει οὐδὲν μᾶλλον ἐρᾷ, ἀλλ' ὅταν καὶ ἀπόντα ποθῇ καὶ τῆς παρουσίας ἐπιθυμῇ. οὕτω δὴ καὶ φίλους οὐχ οἷόν τε εἶναι μὴ εὔνους γενομένους, οἱ δὲ εὖνοι οὐδὲν μᾶλλον φιλοῦσιν· βούλονται γὰρ μόνον τἀγαθὰ οἷς εἰσιν εὖνοι, συμπράξαιεν δ' ἂν οὐδέν, οὐδ' ὀχληθεῖεν ὑπὲρ αὐτῶν. διὸ μεταφέρων φαίη τις ἂν αὐτὴν ἀργὴν εἶναι φιλίαν, χρονιζομένην δὲ καὶ εἰς συνήθειαν ἀφικνουμένην γίνεσθαι φιλίαν, οὐ τὴν διὰ τὸ χρήσιμον οὐδὲ τὴν διὰ τὸ ἡδύ· οὐδὲ γὰρ εὔνοια ἐπὶ τούτοις γίνεται. ὁ μὲν γὰρ εὐεργετηθεὶς ἀνθ' ὧν πέπονθεν ἀπονέμει τὴν εὔνοιαν, τὰ δίκαια δρῶν· ὁ δὲ βουλόμενός τιν' εὐπραγεῖν, ἐλπίδα ἔχων εὐπορίας δι' ἐκείνου, οὐκ ἔοικ' εὔνους ἐκείνῳ εἶναι, ἀλλὰ μᾶλλον ἑαυτῷ, καθάπερ οὐδὲ φίλος, εἰ θεραπεύει αὐτὸν διά τινα χρῆσιν. ὅλως δ' ἡ 4 εὔνοια δι' ἀρετὴν καὶ ἐπιείκειάν τινα γίνεται, ὅταν τῳ φανῇ καλός τις ἢ ἀνδρεῖος ἤ τι τοιοῦτον, καθάπερ καὶ ἐπὶ τῶν ἀγωνιστῶν εἴπομεν.

6 φιλικὸν δὲ καὶ ἡ ὁμόνοια φαίνεται· διόπερ οὐκ ἔστιν VI ὁμοδοξία· τοῦτο μὲν γὰρ καὶ ἀγνοοῦσιν ἀλλήλους ὑπάρξειεν ἄν. οὐδὲ τοὺς περὶ ὁτουοῦν ὁμογνωμονοῦντας ὁμονοεῖν φασίν, οἷον τοὺς περὶ τῶν οὐρανίων (οὐ γὰρ φιλικὸν τὸ περὶ τούτων ὁμονοεῖν), ἀλλὰ τὰς πόλεις ὁμονοεῖν φασίν, ὅταν περὶ τῶν συμφερόντων ὁμογνωμονῶσιν καὶ ταὐτὰ προαι-

1167a, 1. συνελθοῦσιν K^b ‖ 3. δ' ἡ pr. K^b ‖ 12. ἀγομένην L^b, συνηγομένην O^b ‖ 16. εὖ πράττειν L^b ‖ 18. ἡ om. K^bM^b ‖ 24. ὁτιοῦν L^bO^b ‖ 27. ταῦτα K^b.

(VI)
2 ρῶνται καὶ πράττωσιν τὰ κοινῇ δόξαντα. περὶ τὰ πρακτὰ
δὴ ὁμονοοῦσιν, καὶ τούτων περὶ τὰ ἐν μεγέθει καὶ ἐνδε-
χόμενα ἀμφοῖν ὑπάρχειν ἢ πᾶσιν, οἷον αἱ πόλεις, ὅταν
πᾶσιν δοκῇ τὰς ἀρχὰς αἱρετὰς εἶναι, ἢ συμμαχεῖν Λακε-
δαιμονίοις, ἢ ἄρχειν Πιττακὸν ὅτε καὶ αὐτὸς ἤθελεν. ὅταν
δ' ἑκάτερος ἑαυτὸν βούληται, ὥσπερ οἱ ἐν ταῖς Φοινίσσαις,
στασιάζουσιν· οὐ γάρ ἐστιν ὁμονοεῖν τὸ αὐτὸ ἑκάτερον ἐννοεῖν
ὁδήποτε, ἀλλὰ τὸ ἐν τῷ αὐτῷ, οἷον ὅταν καὶ ὁ δῆμος
καὶ οἱ ἐπιεικεῖς τοὺς ἀρίστους ἄρχειν· οὕτω γὰρ πᾶσι γί- 1167b
νεται οὗ ἐφίενται. πολιτικὴ δὴ φιλία φαίνεται ἡ ὁμό-
νοια, καθάπερ καὶ λέγεται· περὶ τὰ συμφέροντα γάρ ἐστιν
3 καὶ τὰ εἰς τὸν βίον ἀνήκοντα. — ἔστιν δ' ἡ τοιαύτη ὁμόνοια
ἐν τοῖς ἐπιεικέσιν· οὗτοι γὰρ καὶ ἑαυτοῖς ὁμονοοῦσιν καὶ
ἀλλήλοις, ἐπὶ τῶν αὐτῶν ὄντες ὡς εἰπεῖν· τῶν τοιούτων
γὰρ μένει τὰ βουλήματα καὶ οὐ μεταρρεῖ ὥσπερ εὔριπος,
βούλονταί τε τὰ δίκαια καὶ τὰ συμφέροντα, τούτων δὲ
4 καὶ κοινῇ ἐφίενται. τοὺς δὲ φαύλους οὐχ οἷόν τε ὁμονοεῖν
πλὴν ἐπὶ μικρόν, καθάπερ καὶ φίλους εἶναι, πλεονεξίας
ἐφιεμένους ἐν τοῖς ὠφελίμοις, ἐν δὲ τοῖς πόνοις καὶ ταῖς
λειτουργίαις ἐλλείποντας· ἑαυτῷ δ' ἕκαστος βουλόμενος ταῦτα
τὸν πέλας ἐξετάζει καὶ κωλύει· μὴ γὰρ τηρούντων τὸ κοι-
νὸν ἀπόλλυται. συμβαίνει οὖν αὐτοῖς στασιάζειν, ἀλλήλους
μὲν ἐπαναγκάζοντας, αὐτοὺς δὲ μὴ βουλομένους τὰ δίκαια
ποιεῖν.

VII οἱ δ' εὐεργέται τοὺς εὐεργετηθέντας δοκοῦσι μᾶλλον 7
φιλεῖν ἢ οἱ εὖ παθόντες τοὺς δράσαντας, καὶ ὡς παρὰ
λόγον γινόμενον ἐπιζητεῖται. τοῖς μὲν οὖν πλείστοις φαί-
νεται ὅτι οἳ μὲν ὀφείλουσι τοῖς δὲ ὀφείλεται, καθάπερ οὖν

28. κοινὰ K^b ‖ 29. καὶ τὰ ἐνδεχόμενα $L^b O^b$ ‖ 33. ἑκάτερος καὶ ἑαυτὸν K^b ‖ 34. αὐτῷ $K^b L^b M^b$ ‖ εὐνοεῖν $K^b L^b$ ‖ 1167b, 2. δὴ Ramsauer: δὲ ‖ 4. ἥκοντα M^b, εἰκότα K^b ‖ 18. οἱ om. $K^b M^b$.

(VII)

ἐπὶ τῶν δανείων οἱ μὲν ὀφείλοντες βούλονται μὴ εἶναι οἷς
ὀφείλουσιν, οἱ δανείσαντες δὲ καὶ ἐπιμελοῦνται τῆς τῶν
ὀφειλόντων σωτηρίας, οὕτω καὶ τοὺς εὐεργετήσαντας βού-
λεσθαι εἶναι τοὺς παθόντας ὡς κομιουμένους τὰς χάριτας,
τοῖς δ' οὐκ εἶναι ἐπιμελὲς τὸ ἀνταποδοῦναι (Ἐπίχαρμος
μὲν οὖν τάχ' ἂν φαίη ταῦτα λέγειν αὐτοὺς ἐκ πονηροῦ
θεωμένους, ἔοικεν δ' ἀνθρωπικῷ· ἀμνήμονες γὰρ οἱ πολλοί,
καὶ μᾶλλον εὖ πάσχειν ἢ ποιεῖν ἐφίενται)· δόξειε δ' ἂν 2
φυσικώτερον εἶναι τὸ αἴτιον, καὶ οὐχ ὅμοιον τῷ περὶ τοὺς
δανείσαντας. οὐ γάρ ἐστιν φίλησις περὶ ἐκείνους, ἀλλὰ τοῦ
σῴζεσθαι βούλησις τῆς κομιδῆς ἕνεκα· οἱ δ' εὖ πεποιηκότες
φιλοῦσι καὶ ἀγαπῶσι τοὺς πεπονθότας κἂν μηδὲν ὦσιν
χρήσιμοι μηδ' εἰς ὕστερον γένοιντ' ἄν. ὅπερ καὶ ἐπὶ τῶν 3
τεχνιτῶν συμβέβηκεν· πᾶς γὰρ τὸ οἰκεῖον ἔργον ἀγαπᾷ
μᾶλλον ἢ ἀγαπηθείη ἂν ὑπὸ τοῦ ἔργου ἐμψύχου γενομένου.
1168 a μάλιστα δ' ἴσως τοῦτο περὶ τοὺς ποιητὰς συμβαίνει· ὑπερ-
αγαπῶσι γὰρ οὗτοι τὰ οἰκεῖα ποιήματα, στέργοντες ὥσπερ
τέκνα. τοιούτῳ δὴ ἔοικεν καὶ τὸ τῶν εὐεργετῶν. τὸ γὰρ εὖ 4
πεπονθὸς ἔργον ἐστὶν αὐτῶν· τοῦτο δὴ ἀγαπῶσι μᾶλλον ἢ
τὸ ἔργον τὸν ποιήσαντα. τούτου δ' αἴτιον ὅτι τὸ εἶναι πᾶσιν
αἱρετὸν καὶ φιλητόν, ἐσμὲν δ' ἐνεργείᾳ· τῷ ζῆν γὰρ καὶ
πράττειν· ἐνεργείᾳ δ' ὁ ποιήσας τὸ ἔργον ἐστίν πως· στέργει
δὴ τὸ ἔργον, διότι καὶ τὸ εἶναι. τοῦτο δὲ φυσικόν· ὃ γάρ
ἐστι δυνάμει, τοῦτο ἐνεργείᾳ τὸ ἔργον μηνύει. — ἅμα δὲ καὶ 5
τῷ μὲν εὐεργέτῃ καλὸν τὸ κατὰ τὴν πρᾶξιν, ὥστε χαίρειν
ἐν ᾧ τοῦτο, τῷ δὲ παθόντι οὐδὲν καλὸν ἐν τῷ δράσαντι,
ἀλλ' εἴπερ, συμφέρον· τοῦτο δ' ἧττον ἡδὺ καὶ φιλητόν.
ἡδεῖα δ' ἐστὶν τοῦ μὲν παρόντος ἡ ἐνέργεια, τοῦ δὲ μέλλοντος 6

22. ἐπιμέλονται $L^b O^b$ ‖ 27. θεωρουμένους K^b ‖ 29. οὐδ' $K^b M^b$ ‖ τῷ] τὸ Bywater ‖ 32. πεπονθότας] εὖ πεπονθότας N^b Γ, εὐεργετηθέντας $L^b O^b$ ‖ 1168 a, 7. δὴ K^b ‖ στέργει — 8. φυσικόν post 9. μηνύει tri. Moschettini ‖ 13. τοῦ — 14. ἐλπίς secl. Ramsauer.

(VII)
ἡ ἐλπίς, τοῦ δὲ γεγενημένου ἡ μνήμη. ἥδιστον δὲ τὸ κατὰ
τὴν ἐνέργειαν, καὶ φιλητὸν ὁμοίως. τῷ μὲν οὖν πεποιηκότι
μένει τὸ ἔργον (τὸ καλὸν γὰρ πολυχρόνιον), τῷ δὲ παθόντι
τὸ χρήσιμον παροίχεται. ἥ τε μνήμη τῶν μὲν καλῶν ἡδεῖα,
τῶν δὲ χρησίμων οὐ πάνυ ἢ ἧττον· ἡ προσδοκία δ' ἀνάπα-
λιν ἔχειν ἔοικεν. — καὶ ἡ μὲν φίλησις ποιήσει ἔοικεν, τὸ φι-
λεῖσθαι δὲ τῷ πάσχειν. τοῖς ὑπερέχουσιν δὴ περὶ τὴν πρᾶ-
7 ξιν ἕπεται τὸ φιλεῖν καὶ τὰ φιλικά. — ἔτι δὲ τὰ ἐπιπόνως
γενόμενα πάντες μᾶλλον στέργουσιν, οἷον καὶ τὰ χρήματα
οἱ κτησάμενοι τῶν παραλαβόντων· δοκεῖ δὲ τὸ μὲν εὖ
πάσχειν ἄπονον εἶναι, τὸ δ' εὖ ποιεῖν ἐργῶδες. διὰ ταῦτα
δὲ καὶ αἱ μητέρες φιλοτεκνότεραι· ἐπιπονωτέρα γὰρ ἡ γέν-
νησις, καὶ μᾶλλον ἴσασιν ὅτι αὐτῶν. δόξειεν δ' ἂν τοῦτο καὶ
τοῖς εὐεργέταις οἰκεῖον εἶναι.

VIII ἀπορεῖται δὲ καὶ πότερον δεῖ φιλεῖν ἑαυτὸν μάλιστα 8
ἢ ἄλλον τινά. ἐπιτιμῶσι γὰρ τοῖς ἑαυτοὺς μάλιστ' ἀγα-
πῶσιν, καὶ ὡς ἐν αἰσχρῷ φιλαύτους ἀποκαλοῦσιν, δοκεῖ τε
ὁ μὲν φαῦλος ἑαυτοῦ χάριν πάντα πράττειν, καὶ ὅσῳ ἂν
μοχθηρότερος ᾖ, τοσούτῳ μᾶλλον (ἐγκαλοῦσι δὴ αὐτῷ οἷον
ὅτι οὐδὲν ἀφ' ἑαυτοῦ πράττει), ὁ δὲ ἐπιεικὴς διὰ τὸ καλόν,
καὶ ὅσῳ ἂν βελτίων ᾖ, μᾶλλον διὰ τὸ καλόν, καὶ φίλου ἕνεκα,
2 τὸ δ' αὑτοῦ παρίησι. — τοῖς λόγοις δὲ τούτοις τὰ ἔργα δια-
φωνεῖ, οὐκ ἀλόγως. φασὶ γὰρ δεῖν φιλεῖν μάλιστα τὸν 1168b
μάλιστα φίλον, φίλος δὲ μάλιστα ὁ βουλόμενος ᾧ βούλεται

18. ἢ — 19. ἔχειν ἔοικεν om. M^b, secludenda censet Ramsauer || 20. δὲ περὶ M^b || 21. τὸ φιλεῖν om. K^b || 22. γινόμενα M^b || 23. δὲ M^b: δὴ || 25. γένεσις K^b || 26. καὶ — αὐτῶν secl. Ramsauer || δ'] δὴ Thurot || 28. καὶ om. L^b || 30. τε K^b: δὲ || 32. ἐγκαλοῦσι — 33. πράττει secl. Gifanius || οἷον om. L^b M^b O^b || 33. οὐκ post οὐδὲν addendum censet Imelmann || 34. διὰ τὸ καλόν secl. Berg || 1168b, 2. ᾧ] ἢ ᾧ K^b, ὦ μάλιστα L^b, ἣν ᾧ? Bywater.

τἀγαθὰ ἐκείνου ἕνεκα, καὶ εἰ μηδεὶς εἴσεται. ταῦτα δ' ὑπάρχει μάλιστ' αὐτῷ πρὸς αὑτόν, καὶ τὰ λοιπὰ δὴ πάντα οἷς ὁ φίλος ὁρίζεται· εἴρηται γὰρ ὅτι ἀπ' αὐτοῦ πάντα τὰ φιλικὰ καὶ πρὸς τοὺς ἄλλους διήκει. καὶ αἱ παροιμίαι δὲ πᾶσαι ὁμογνωμονοῦσιν, οἷον τὸ "μία ψυχή" καὶ "κοινὰ τὰ φίλων" καὶ "ἰσότης φιλότης" καὶ "γόνυ κνήμης ἔγγιον"· πάντα γὰρ ταῦτα πρὸς αὑτὸν μάλιστ' ἂν ὑπάρχοι· μάλιστα γὰρ φίλος αὑτῷ, καὶ φιλητέον δὴ μάλιστα ἑαυτόν. ἀπορεῖται δ' εἰκότως ποτέροις χρεὼν ἕπεσθαι, ἀμφοῖν ἐχόντοιν τὸ πιστόν.

ἴσως οὖν τοὺς τοιούτους δεῖ τῶν λόγων διαιρεῖν καὶ διο- 3
ρίζειν ἐφ' ὅσον ἑκάτεροι καὶ πῇ ἀληθεύουσιν. εἰ δὴ λάβοιμεν τὸ φίλαυτον πῶς ἑκάτεροι λέγουσιν, τάχ' ἂν γένοιτο
δῆλον. οἱ μὲν οὖν εἰς ὄνειδος ἄγοντες αὐτὸ φιλαύτους καλοῦσι 4
τοὺς ἑαυτοῖς ἀπονέμοντας τὸ πλεῖον ἐν χρήμασι καὶ τιμαῖς καὶ ἡδοναῖς ταῖς σωματικαῖς· τούτων γὰρ οἱ πολλοὶ ὀρέγονται, καὶ ἐσπουδάκασι περὶ αὐτὰ ὡς ἄριστα ὄντα, διὸ καὶ περιμάχητα ἐστίν. οἱ δὴ περὶ ταῦτα πλεονέκται χαρίζονται ταῖς ἐπιθυμίαις καὶ ὅλως τοῖς πάθεσι καὶ τῷ ἀλόγῳ τῆς ψυχῆς. τοιοῦτοι δ' εἰσὶν οἱ πολλοί· διὸ καὶ ἡ προσηγορία γεγένηται ἀπὸ τοῦ πολλοῦ φαύλου ὄντος. δικαίως δὴ τοῖς
οὕτω φιλαύτοις ὀνειδίζεται. ὅτι δὲ τοὺς τὰ τοιαῦθ' αὑτοῖς 5
ἀπονέμοντας εἰώθασι λέγειν οἱ πολλοὶ φιλαύτους, οὐκ ἄδηλον· εἰ γάρ τις ἀεὶ σπουδάζοι τὰ δίκαια πράττειν αὐτὸς μάλιστα πάντων ἢ τὰ σώφρονα ἢ ὁποιαοῦν ἄλλα τῶν κατὰ τὰς ἀρετάς, καὶ ὅλως ἀεὶ τὸ καλὸν ἑαυτῷ περιποιοῖτο, οὐδεὶς
ἐρεῖ τοῦτον φίλαυτον οὐδὲ ψέξει. — δόξειε δ' ἂν ὁ τοιοῦτος 6
μᾶλλον εἶναι φίλαυτος· ἀπονέμει γοῦν ἑαυτῷ τὰ κάλλιστα καὶ μάλιστ' ἀγαθά, καὶ χαρίζεται ἑαυτοῦ τῷ κυριωτάτῳ,

3. μηθὲν οἴσεται Gifanius ‖ 9. μάλιστ' ὑπάρχει LᵇOᵇ ‖ 11. χρεὼν δὴ ἕπεσθαι LᵇOᵇ ‖ ἐχόντων Lᵇ, σχόντοιν Mᵇ ‖ 15. οὖν om. KᵇMᵇ ‖ 19. δὲ Lᵇ ‖ 23. τοῖς Kᵇ ‖ 25. σπουδάζει LᵇMᵇOᵇ.

(VIII)
καὶ πάντα τούτῳ πείθεται· ὥσπερ δὲ καὶ πόλις τὸ κυριώ-
τατον μάλιστ' εἶναι δοκεῖ καὶ πᾶν ἄλλο σύστημα, οὕτω καὶ
ἄνθρωπος· καὶ φίλαυτος δὴ μάλιστα ὁ τοῦτο ἀγαπῶν καὶ
τούτῳ χαριζόμενος. καὶ ἐγκρατὴς δὲ καὶ ἀκρατὴς λέγεται
τῷ κρατεῖν τὸν νοῦν ἢ μή, ὡς τούτου ἑκάστου ὄντος καὶ πε-
πραγέναι δοκοῦσιν αὐτοὶ καὶ ἑκουσίως τὰ μετὰ λόγου μάλιστα.
ὅτι μὲν οὖν τοῦθ' ἕκαστός ἐστιν ἢ μάλιστα, οὐκ ἄδηλον, καὶ
ὅτι ὁ ἐπιεικὴς μάλιστα τοῦτ' ἀγαπᾷ. διὸ φίλαυτος μάλιστ'
ἂν εἴη, καθ' ἕτερον εἶδος τοῦ ὀνειδιζομένου, καὶ διαφέρων
τοσοῦτον ὅσον τὸ κατὰ λόγον ζῆν τοῦ κατὰ πάθος, καὶ ὀρέ-
7 γεσθαι τοῦ καλοῦ ἢ τοῦ δοκοῦντος συμφέρειν. τοὺς μὲν οὖν
περὶ τὰς καλὰς πράξεις διαφερόντως σπουδάζοντας πάντες
ἀποδέχονται καὶ ἐπαινοῦσιν· πάντων δὲ ἁμιλλωμένων πρὸς
τὸ καλὸν καὶ διατεινομένων τὰ κάλλιστα πράττειν κοινῇ τ'
ἂν πάντ' εἴη τὰ δέοντα καὶ ἰδίᾳ ἑκάστῳ τὰ μέγιστα τῶν
ἀγαθῶν, εἴπερ ἡ ἀρετὴ τοιοῦτον ἐστίν. — ὥστε τὸν μὲν ἀγαθὸν
δεῖ φίλαυτον εἶναι (καὶ γὰρ αὐτὸς ὀνήσεται τὰ καλὰ πράτ-
των καὶ τοὺς ἄλλους ὠφελήσει), τὸν δὲ μοχθηρὸν οὐ δεῖ
(βλάψει γὰρ καὶ ἑαυτὸν καὶ τοὺς πέλας, φαύλοις πάθεσιν
8 ἑπόμενος). τῷ μοχθηρῷ μὲν οὖν διαφωνεῖ ἃ δεῖ πράττειν
καὶ ἃ πράττει· ὁ δὲ ἐπιεικής, ἃ δεῖ, ταῦτα καὶ πράττει.
πᾶς γὰρ νοῦς αἱρεῖται τὸ βέλτιστον ἑαυτῷ, ὁ δ' ἐπιεικὴς
9 πειθαρχεῖ τῷ νῷ. ἀληθὲς δὲ περὶ τοῦ σπουδαίου καὶ τὸ τῶν
φίλων ἕνεκα πολλὰ πράττειν καὶ τῆς πατρίδος, κἂν δέῃ,
ὑπεραποθνήσκειν· προήσεται γὰρ καὶ χρήματα καὶ τιμὰς
καὶ ὅλως τὰ περιμάχητα ἀγαθά, περιποιούμενος ἑαυτῷ τὸ

35. τοῦτο $K^b M^b O^b$ ‖ 1169a, 2. τοῦ καθ' ἕκαστον M^b, τοῦ καθέκαστος L^b ‖ 4. ἑκάτερον K^b ‖ 6. ἢ τοῦ καλοῦ ἢ $K^b M^b$ ‖ 7. σπουδάζοντα $K^b M^b$ ‖ 11. ἐστιν om. $L^b O^b$ ‖ 15. πράττειν om. $K^b M^b$ ‖ 16. ἃ om. K^b ‖ ταῦτα ἃ δεῖ ἀεὶ πράττει K^b ‖ 18. δὲ τὸ περὶ L^b.

(VIII)

*καλόν· ὀλίγον γὰρ χρόνον ἡσθῆναι σφόδρα μᾶλλον ἕλοιτ'
ἂν ἢ πολὺν ἠρέμα, καὶ βιῶσαι καλῶς ἐνιαυτὸν ἢ πόλλ' ἔτη
τυχόντως, καὶ μίαν πρᾶξιν καλὴν καὶ μεγάλην ἢ πολλὰς
καὶ μικράς. τοῖς δὲ ὑπεραποθνήσκουσι τοῦτ' ἴσως συμβαίνει·
αἱροῦνται δὴ μέγα καλὸν ἑαυτοῖς. καὶ χρήματα προοῖντ'
ἂν ἐφ' ᾧ πλείονα λήψονται οἱ φίλοι· γίνεται γὰρ τῷ
μὲν φίλῳ χρήματα, αὐτῷ δὲ τὸ καλόν· τὸ δὴ μεῖζον
ἀγαθὸν ἑαυτῷ ἀπονέμει. καὶ περὶ τιμὰς δὲ καὶ ἀρχὰς ὁ* 10
*αὐτὸς τρόπος· πάντα γὰρ τῷ φίλῳ ταῦτα προήσεται· κα-
λὸν γὰρ αὐτῷ τοῦτο καὶ ἐπαινετόν. εἰκότως δὴ δοκεῖ σπου-
δαῖος εἶναι, ἀντὶ πάντων αἱρούμενος τὸ καλόν. ἐνδέχεται
δὲ καὶ πράξεις τῷ φίλῳ προΐεσθαι, καὶ εἶναι κάλλιον τοῦ
αὐτὸν πρᾶξαι τὸ αἴτιον τῷ φίλῳ γενέσθαι. ἐν πᾶσι δὴ τοῖς* 11
ἐπαινετοῖς ὁ σπουδαῖος φαίνεται ἑαυτῷ τοῦ καλοῦ πλέον νέ-
1169 b *μων. οὕτω μὲν οὖν φίλαυτον εἶναι δεῖ, καθάπερ εἴρηται·
ὡς δ' οἱ πολλοί, οὐ χρή.*

9 *ἀμφισβητεῖται δὲ καὶ περὶ τὸν εὐδαίμονα, εἰ δεήσε-* IX
*ται φίλων ἢ μή. οὐθὲν γάρ φασι δεῖν φίλων τοῖς μακα-
ρίοις καὶ αὐτάρκεσιν· ὑπάρχειν γὰρ αὐτοῖς τἀγαθά· αὐτάρ-
κεις οὖν ὄντας οὐδενὸς προσδεῖσθαι, τὸν δὲ φίλον, ἕτερον
αὐτὸν ὄντα, πορίζειν ἃ δι' αὑτοῦ ἀδυνατεῖ· ὅθεν*

ὅταν ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων; —

ἔοικεν δ' ἀτόπῳ τὸ πάντα ἀπονέμοντας τἀγαθὰ τῷ εὐδαίμονι 2
*φίλους μὴ ἀποδιδόναι, ὃ δοκεῖ τῶν ἐκτὸς ἀγαθῶν μέγιστον εἶ-
ναι. — εἴ τε φίλου μᾶλλόν ἐστιν τὸ εὖ ποιεῖν ἢ πάσχειν, καὶ ἔστιν
τοῦ ἀγαθοῦ καὶ τῆς ἀρετῆς τὸ εὐεργετεῖν, κάλλιον δ' εὖ ποιεῖν φί-
λους ὀθνείων, τῶν εὖ πεισομένων δεήσεται ὁ σπουδαῖος. διὸ*

29. *περὶ τὰς τιμὰς* $L^b O^b$ ‖ *δὴ* $K^b O^b$ ‖ 34. *γίνεσθαι* M^b ‖ 1169b, 5. *ὑπάρχειν* O^b: *ὑπάρχει* ‖ *αὐτοῖς* om. K^b ‖ *ἀγαθά* K^b, *τἀγαθόν* M^b ‖ 6. *μηδενὸς* $L^b O^b$ ‖ 7. *ὅθεν*] *ὅθεν τὸ* O^b ut videtur ‖ 13. *ὧν* ante *δεήσεται* add. K^b.

(IX)
καὶ ἐπιζητεῖται πότερον ἐν εὐτυχίαις μᾶλλον δεῖ φίλων ἢ ἐν ἀτυ-
χίαις, ὡς καὶ τοῦ ἀτυχοῦντος δεομένου τῶν εὐεργετησόντων καὶ
3 τῶν εὐτυχούντων οὓς εὖ ποιήσουσιν. — ἄτοπον δ' ἴσως καὶ τὸ
μονώτην ποιεῖν τὸν μακάριον· οὐδεὶς γὰρ ἕλοιτ' ἂν καθ' αὑτὸν
τὰ πάντ' ἔχειν ἀγαθά· πολιτικὸν γὰρ ὁ ἄνθρωπος καὶ συ-
ζῆν πεφυκός. καὶ τῷ εὐδαίμονι δὴ τοῦθ' ὑπάρχει· τὰ γὰρ
τῇ φύσει ἀγαθὰ ἔχει. δῆλον δ' ὡς μετὰ φίλων καὶ ἐπιει-
κῶν κρεῖττον ἢ μετ' ὀθνείων καὶ τῶν τυχόντων συνημερεύειν·
δεῖ ἄρα τῷ εὐδαίμονι φίλων.

4 τί οὖν λέγουσιν οἱ πρῶτοι, καὶ πῇ ἀληθεύουσιν; ἢ ὅτι οἱ
πολλοὶ φίλους οἴονται τοὺς χρησίμους εἶναι; τῶν τοιούτων μὲν
οὖν οὐδὲν δεήσεται ὁ μακάριος, ἐπειδὴ τἀγαθὰ ὑπάρχει αὐτῷ,
οὐδὲ δὴ τῶν διὰ τὸ ἡδύ, ἢ ἐπὶ μικρόν (ἡδὺς γὰρ ὁ βίος ὢν οὐ-
δὲν δεῖται ἐπεισάκτου ἡδονῆς)· οὐ δεόμενος δὲ τῶν τοιούτων
5 φίλων οὐ δοκεῖ δεῖσθαι φίλων. — τὸ δ' οὐκ ἔστιν ἴσως ἀληθές.
ἐν ἀρχῇ γὰρ εἴρηται ὅτι ἡ εὐδαιμονία ἐνέργειά τις ἐστίν, ἡ δ'
ἐνέργεια δῆλον ὅτι γίνεται καὶ οὐχ ὑπάρχει ὥσπερ κτῆμά τι. εἰ
δὲ τὸ εὐδαιμονεῖν ἐστιν ἐν τῷ ζῆν καὶ ἐνεργεῖν, τοῦ δ' ἀγαθοῦ
ἡ ἐνέργεια σπουδαία καὶ ἡδεῖα καθ' αὑτήν, καθάπερ ἐν ἀρχῇ
εἴρηται, ἔστιν δὲ καὶ τὸ οἰκεῖον τῶν ἡδέων, θεωρεῖν δὲ μᾶλλον
τοὺς πέλας δυνάμεθα ἢ ἑαυτοὺς καὶ τὰς ἐκείνων πράξεις ἢ
τὰς οἰκείας, αἱ τῶν σπουδαίων δὲ πράξεις φίλων ὄντων
ἡδεῖαι τοῖς ἀγαθοῖς (ἄμφω γὰρ ἔχουσιν τὰ τῇ φύσει ἡδέα)·
ὁ μακάριος δὴ φίλων τοιούτων δεήσεται, εἴπερ θεωρεῖν προαι-
ρεῖται πράξεις ἐπιεικεῖς καὶ οἰκείας, τοιαῦται δ' αἱ τοῦ ἀγα-
θοῦ φίλου ὄντος. — οἴονταί τε δεῖν ἡδέως ζῆν τὸν εὐδαίμονα·

14. ζητεῖται $L^b O^b$ ‖ 18. τὰ πάντ' ἔχειν ἀγαθά] πάντ' ἔχειν τἀγαθά $L^b O^b$ ‖ 21. καὶ τῶν om. K^b ‖ 22. φίλων] καὶ τῶν φίλων K^b ‖ 26. ἢ om. K^b ‖ 33. ἔστιν — 1170a, 8. εἶναι post 1170a, 11. λυπεῖται tri. Susemihl ‖ 35. δὲ Aldina: δὴ ‖ 1170a, 4. οἴονταί τε] εἰ οἷόν τε K^b, οἴονται δὲ schol.

(IX)
μονώτῃ μὲν οὖν χαλεπὸς ὁ βίος, οὐ γὰρ ῥᾴδιον καθ' αὑτὸν
ἐνεργεῖν συνεχῶς, μεθ' ἑτέρων δὲ καὶ πρὸς ἄλλους ῥᾷον. ἔσται 6
οὖν ἡ ἐνέργεια συνεχεστέρα, ἡδεῖα οὖσα καθ' αὑτήν, ὃ δεῖ
περὶ τὸν μακάριον εἶναι. (ὁ γὰρ σπουδαῖος, ᾗ σπουδαῖος, ταῖς
κατ' ἀρετὴν πράξεσι χαίρει, ταῖς δ' ἀπὸ κακίας δυσχεραί-
νει, καθάπερ ὁ μουσικὸς τοῖς καλοῖς μέλεσιν ἥδεται, ἐπὶ δὲ
τοῖς φαύλοις λυπεῖται). — γίνοιτο δ' ἂν καὶ ἄσκησίς τις τῆς 7
ἀρετῆς ἐκ τοῦ συζῆν τοῖς ἀγαθοῖς, καθάπερ καὶ Θέογνις
φησίν. — φυσικώτερον δ' ἐπισκοποῦσιν ἔοικεν ὁ σπουδαῖος φί-
λος τῷ σπουδαίῳ τῇ φύσει αἱρετὸς εἶναι. τὸ γὰρ τῇ φύσει
ἀγαθὸν εἴρηται ὅτι τῷ σπουδαίῳ ἀγαθὸν καὶ ἡδύ ἐστιν καθ'
αὑτό. τὸ δὲ ζῆν ὁρίζονται τοῖς ζῴοις δυνάμει αἰσθήσεως,
ἀνθρώποις δὲ αἰσθήσεως ἢ νοήσεως· ἡ δὲ δύναμις εἰς τὴν
ἐνέργειαν ἀνάγεται· τὸ δὲ κύριον ἐν τῇ ἐνεργείᾳ· ἔοικε δὴ
τὸ ζῆν εἶναι κυρίως τὸ αἰσθάνεσθαι ἢ νοεῖν. τὸ δὲ ζῆν τῶν
καθ' αὑτὸ ἀγαθῶν καὶ ἡδέων· ὡρισμένον γάρ, τὸ δ' ὡρι-
σμένον τῆς τοῦ ἀγαθοῦ φύσεως. τὸ δὲ τῇ φύσει ἀγαθὸν καὶ
τῷ ἐπιεικεῖ· διόπερ ἔοικεν πᾶσιν ἡδὺ εἶναι. οὐ δεῖ δὲ λαμ- 8
βάνειν μοχθηρὰν ζωὴν καὶ διεφθαρμένην, οὐδ' ἐν λύπαις·
ἀόριστος γὰρ ἡ τοιαύτη, καθάπερ τὰ ὑπάρχοντα αὐτῇ. ἐν
τοῖς ἐχομένοις δὲ περὶ τῆς λύπης ἔσται φανερώτερον. εἰ δ' 9
αὐτὸ τὸ ζῆν ἀγαθὸν καὶ ἡδύ (ἔοικεν δὲ καὶ ἐκ τοῦ πάντας
ὀρέγεσθαι αὐτοῦ, καὶ μάλιστα τοὺς ἐπιεικεῖς καὶ μακαρίους·

6. ῥάιδιον L^{b}O^b ‖ 8. ὁ — 11. λυπεῖται secl. Ramsauer ‖ 15. ἀγαθὸν καὶ] καὶ ἀγαθὸν καὶ L^b, om. K^b ‖ 16. δύναμιν L^{b}M^b ‖ 17. ἢ] καὶ Zell ‖ 18. τὸ δὴ K^b ‖ 20. καὶ — 21. φύσεως secl. Ramsauer ‖ 22. διόπερ — 24. αὐτῇ secl. Ramsauer ‖ 24. ἐν — 25. φανερώτερον secl. Grant ‖ 25. ἑπομένοις L^{b}M^{b}O^b ‖ λύπης] αὐτῆς K^{b}M^b ‖ 25. εἰ — b, 8. παραπλησίως ex diversis recensionibus conflata putat Bonitz.

(IX)

τούτοις γὰρ ὁ βίος αἱρετώτατος, καὶ ἡ τούτων μακαριωτάτη ζωή), ὁ δ' ὁρῶν ὅτι ὁρᾷ αἰσθάνεται καὶ ὁ ἀκούων ὅτι ἀκούει καὶ ὁ βαδίζων ὅτι βαδίζει, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἔστιν τι τὸ αἰσθανόμενον ὅτι ἐνεργοῦμεν, ὥστε αἰσθανοίμεθ' ἂν ὅτι αἰσθανόμεθα καὶ νοοῖμεν ὅτι νοοῦμεν, τὸ δ' ὅτι αἰσθανόμεθα ἢ νοοῦμεν, ὅτι ἐσμέν (τὸ γὰρ εἶναι ἦν αἰσθάνεσθαι ἢ νοεῖν), τὸ δ' αἰσθάνεσθαι ὅτι ζῇ, τῶν ἡδέων καθ' αὑτό (φύσει γὰρ ἀγαθὸν ζωή, τὸ δ' ἀγαθὸν ὑπάρχον ἐν ἑαυτῷ αἰσθάνεσθαι ἡδύ), αἱρετὸν δὲ τὸ ζῆν καὶ μάλιστα τοῖς ἀγαθοῖς, ὅτι τὸ εἶναι ἀγαθόν ἐστιν αὐτοῖς καὶ ἡδύ (συναισθανό-

10 *μενοι γὰρ τοῦ καθ' αὑτὸ ἀγαθοῦ ἥδονται), ὡς δὲ πρὸς ἑαυτὸν ἔχει ὁ σπουδαῖος, καὶ πρὸς τὸν φίλον (ἕτερος γὰρ αὐτὸς ὁ φίλος ἐστίν)· καθάπερ οὖν τὸ αὐτὸν εἶναι αἱρετόν ἐστιν ἑκάστῳ, οὕτω καὶ τὸ τὸν φίλον, ἢ παραπλησίως. τὸ δ' εἶναι ἦν αἱρετὸν διὰ τὸ αἰσθάνεσθαι αὑτοῦ ἀγαθοῦ ὄντος· ἡ δὲ τοιαύτη αἴσθησις ἡδεῖα καθ' ἑαυτήν· συναισθάνεσθαι ἄρα δεῖ καὶ τοῦ φίλου ὅτι ἔστιν, τοῦτο δὲ γίνοιτ' ἂν ἐν τῷ συζῆν καὶ κοινωνεῖν λόγων καὶ διανοίας. οὕτω γὰρ ἂν δόξειεν τὸ συζῆν ἐπὶ τῶν ἀνθρώπων λέγεσθαι, καὶ οὐχ ὥσπερ ἐπὶ τῶν βοσκημάτων τὸ ἐν τῷ αὐτῷ νέμεσθαι. εἰ δὴ τῷ μακαρίῳ τὸ εἶναι αἱρετόν ἐστι καθ' αὑτό, ἀγαθὸν τῇ φύσει ὂν καὶ ἡδύ, παραπλήσιον δὲ καὶ τὸ τοῦ φίλου ἐστίν, κἂν ὁ φίλος τῶν αἱρετῶν εἴη. ὃ δ' ἐστὶν αὐτῷ αἱρετόν, τοῦτο δεῖ ὑπάρχειν αὐτῷ, ἢ ταύτῃ ἐνδεὴς ἔσται. δεήσει ἄρα τῷ εὐδαιμονήσοντι φίλων σπουδαίων.*

X *ἆρ' οὖν ὡς πλείστους φίλους ποιητέον, ἢ καθάπερ ἐπὶ τῆς ξενίας ἐμμελῶς εἰρῆσθαι δοκεῖ*

31. *ὥστε αἰσθάνομεθ' ἂν* K^b, *αἰσθανοίμεθα δ' ἂν* $L^b M^b O^b$, *ὥστε ἂν αἰσθανώμεθ'* Bywater ‖ 32. *καὶ νοοῦμεν* K^b, *κἂν νοῶμεν* Bywater ‖ 1170b, 8. *ἢ* om. $K^b M^b$ ‖ 16. *κἂν* $K^b M^b$: *καὶ* $L^b O^b$ ‖ *ἂν* post *αἱρετῶν* add. $L^b O^b$ ‖ 21. *τῆς* om. $M^b O^b$.

(X)

μήτε πολύξεινος μήτ' ἄξεινος,

καὶ ἐπὶ τῆς φιλίας ἁρμόσει μήτ' ἄφιλον εἶναι μήτ' αὖ πολύ-
φιλον καθ' ὑπερβολήν; τοῖς μὲν δὴ πρὸς χρῆσιν καὶ πάνυ δό- 2
ξειεν ἂν ἁρμόζειν τὸ λεχθέν (πολλοῖς γὰρ ἀνθυπηρετεῖν ἐπίπο-
νον, καὶ οὐχ ἱκανὸς ὁ βίος αὐτοῖς τοῦτο πράττειν· οἱ πλείους δὴ
τῶν πρὸς τὸν οἰκεῖον βίον ἱκανῶν περίεργοι καὶ ἐμπόδιοι πρὸς
τὸ καλῶς ζῆν· οὐθὲν οὖν δεῖ αὐτῶν)· καὶ οἱ πρὸς ἡδονὴν δὲ ἀρ-
κοῦσιν ὀλίγοι, καθάπερ ἐν τῇ τροφῇ τὸ ἥδυσμα· τοὺς δὲ σπου- 3
δαίους πότερον πλείστους κατ' ἀριθμόν, ἢ ἔστιν τι μέτρον καὶ
φιλικοῦ πλήθους, ὥσπερ πόλεως; οὔτε γὰρ ἐκ δέκα ἀνθρώπων
γένοιτ' ἂν πόλις, οὔτ' ἐκ δέκα μυριάδων ἔτι πόλις ἐστίν. τὸ δὲ
ποσὸν οὐκ ἔστιν ἴσως ἕν τι, ἀλλὰ πᾶν τὸ μεταξὺ τινῶν ὡρισμέ-
1171a νων. καὶ φίλων δὴ ἔστι πλῆθος ὡρισμένον, καὶ ἴσως οἱ πλεῖστοι
μεθ' ὧν ἂν δύναιτό τις συζῆν (τοῦτο γὰρ ἐδόκει φιλικώτατον
εἶναι)· ὅτι δ' οὐχ οἷόν τε πολλοῖς συζῆν καὶ διανέμειν αὑτόν, 4
οὐκ ἄδηλον. ἔτι δὲ κἀκείνους δεῖ ἀλλήλοις φίλους εἶναι, εἰ μέλ-
λουσι πάντες μετ' ἀλλήλων συνημερεύειν· τοῦτο δὲ ἐργῶδες ἐν
πολλοῖς ὑπάρχειν. χαλεπὸν δὲ γίνεται καὶ τὸ συγχαίρειν 5
καὶ τὸ συναλγεῖν οἰκείως πολλοῖς· εἰκὸς γὰρ συμπίπτειν ἅμα
τῷ μὲν συνήδεσθαι τῷ δὲ συνάχθεσθαι. ἴσως οὖν εὖ ἔχει μὴ
ζητεῖν ὡς πολυφιλώτατον εἶναι, ἀλλὰ τοσούτους ὅσοι εἰς τὸ
συζῆν ἱκανοί· οὐδὲ γὰρ ἐνδέχεσθαι δόξειεν ἂν πολλοῖς εἶναι
φίλον σφόδρα. διόπερ οὐδὲ ἐρᾶν πλειόνων· ὑπερβολὴ γάρ
τις εἶναι βούλεται φιλίας, τοῦτο δὲ πρὸς ἕνα· καὶ τὸ σφό-
δρα δὴ πρὸς ὀλίγους. οὕτω δ' ἔχειν ἔοικεν καὶ ἐπὶ τῶν πρα- 6
γμάτων· οὐ γίνονται γὰρ φίλοι πολλοὶ κατὰ τὴν ἑταιρικὴν

22. *καλεοίμην* post *ἄξεινος* add. L^b O^b ‖ 25. *ἂν* add. O^b ‖ 26. *αὐτοῖς* L^b: *αὐτῷ* M^b, *αὐτὸ* K^b O^b, *αὐτὸς* Argyropylus ‖ 27. *ἱκανῶν* O^b: *ἱκανῶς* ‖ 30. *καὶ* om. K^b ‖ 1171a, 2. *δύναιντο συζῆν* K^b, *δύναιτο συζῆν* O^b ‖ 3. *διότι* K^b ‖ 6. *ὑπάρχει* L^b O^b ‖ 10. *οὐ* K^b M^b ‖ 12. *τισιν* K^b.

(X) φιλίαν. αἱ δ' ὑμνούμεναι ἐν δυσὶ λέγονται. οἱ δὲ πολύφιλοι καὶ πᾶσιν οἰκείως ἐντυγχάνοντες οὐδενὶ δοκοῦσιν εἶναι φίλοι, πλὴν πολιτικῶς, οὓς καὶ καλοῦσιν ἀρέσκους. πολιτικῶς μὲν οὖν ἔστιν πολλοῖς εἶναι φίλον καὶ μὴ ἄρεσκον ὄντα, ἀλλ' ὡς ἀληθῶς ἐπιεικῆ· δι' ἀρετὴν δὲ καὶ δι' αὐτοὺς οὐκ ἔστιν πρὸς πολλούς, ἀγαπητὸν δὲ καὶ ὀλίγους εὑρεῖν τοιούτους.

XI πότερον δ' ἐν εὐτυχίαις μᾶλλον φίλων δεῖ ἢ ἐν δυ- 11 στυχίαις; ἐν ἀμφοῖν γὰρ ἐπιζητοῦνται· οἵ τε γὰρ ἀτυχοῦντες δέονται ἐπικουρίας, οἵ τ' εὐτυχοῦντες συμβίων καὶ οὓς εὖ ποιήσουσιν· βούλονται γὰρ εὖ δρᾶν. ἀναγκαιότερον μὲν δὴ ἐν ταῖς ἀτυχίαις, διὸ τῶν χρησίμων ἐνταῦθα δεῖ, κάλλιον δ' ἐν ταῖς εὐτυχίαις, διὸ καὶ τοὺς ἐπιεικεῖς ζητοῦσιν· τούτους
2 γὰρ αἱρετώτερον εὐεργετεῖν καὶ μετὰ τούτων διάγειν. ἔστιν γὰρ καὶ ἡ παρουσία αὐτὴ τῶν φίλων ἡδεῖα καὶ ἐν ταῖς εὐτυχίαις καὶ ἐν ταῖς δυστυχίαις. κουφίζονται γὰρ οἱ λυπούμενοι συναλγούντων τῶν φίλων. διὸ κἂν ἀπορήσειέν τις πότερον ὥσπερ βάρους μεταλαμβάνουσιν, ἢ τοῦτο μὲν οὔ, ἡ παρουσία δ' αὐτῶν ἡδεῖα οὖσα καὶ ἡ ἔννοια τοῦ συναλγεῖν ἐλάττω τὴν λύπην ποιεῖ. εἰ μὲν οὖν διὰ ταῦτα ἢ δι' ἄλλο τι κουφίζονται, ἀφείσθω·
3 συμβαίνειν δ' οὖν φαίνεται τὸ λεχθέν. ἔοικεν δ' ἡ παρουσία μικτή τις αὐτῶν εἶναι. αὐτὸ μὲν γὰρ τὸ ὁρᾶν τοὺς φίλους ἡδύ, ἄλλως τε καὶ ἀτυχοῦντι, καὶ γίνεταί τις ἐπικουρία 1171b πρὸς τὸ μὴ λυπεῖσθαι (παραμυθητικὸν γὰρ ὁ φίλος καὶ τῇ ὄψει καὶ τῷ λόγῳ, ἐὰν ᾖ ἐπιδέξιος· οἶδεν γὰρ τὸ ἦθος
4 καὶ ἐφ' οἷς ἥδεται καὶ λυπεῖται)· τὸ δὲ λυπούμενον αἰσθάνεσθαι ἐπὶ ταῖς αὐτοῦ ἀτυχίαις λυπηρόν· πᾶς γὰρ φεύγει

15. πολλοὶ φίλοι K[b] ‖ 17. καὶ om. O[b] ‖ 23. δ' K[b]M[b]O[b] ‖ 26. καὶ om. K[b]M[b]O[b] ‖ 28. καὶ ante ἡ om. M[b] ‖ καὶ ἐν ταῖς εὐτυχίαις om. K[b], id quod tuetur Busse, puncto post ἡδεῖα posito ‖ 29. δυστυχίαις] ἀτυχίαις L[b]O[b] ‖ 1171b, 4. λυπουμένων Muretus.

(XI)

λύπης αἴτιος εἶναι τοῖς φίλοις. διόπερ οἱ μὲν ἀνδρώδεις τὴν φύσιν εὐλαβοῦνται συλλυπεῖν τοὺς φίλους αὑτοῖς, κἂν μὴ ὑπερτείνῃ τῇ ἀλυπίᾳ, τὴν ἐκείνοις γινομένην λύπην οὐχ ὑπομένει, ὅλως τε συνθρήνους οὐ προσίεται διὰ τὸ μηδ' αὐτὸς εἶναι θρηνητικός· γύναια δὲ καὶ οἱ τοιοῦτοι ἄνδρες τοῖς συστένουσι χαίρουσι, καὶ φιλοῦσιν ὡς φίλους καὶ συναλγοῦντας. μιμεῖσθαι δ' ἐν ἅπασι δεῖ δῆλον ὅτι τὸν βελτίω. ἡ δ' ἐν 5 ταῖς εὐτυχίαις τῶν φίλων παρουσία τήν τε διαγωγὴν ἡδεῖαν ἔχει καὶ τὴν ἔννοιαν ὅτι ἥδονται ἐπὶ τοῖς αὑτοῦ ἀγαθοῖς. διὸ δόξειεν ἂν δεῖν εἰς μὲν τὰς εὐτυχίας καλεῖν τοὺς φίλους προθύμως (εὐεργετικὸν γὰρ εἶναι καλόν), εἰς δὲ τὰς ἀτυχίας ὀκνοῦντα (μεταδιδόναι γὰρ ὡς ἥκιστα δεῖ τῶν κακῶν, ὅθεν τὸ "ἅλις ἐγὼ δυστυχῶν"). μάλιστα δὲ παρακλητέον ὅταν μέλλωσιν ὀλίγα ὀχληθέντες μεγάλα αὐτὸν ὠφελήσειν. — ἰέναι δ' ἀνάπαλιν ἴσως ἁρμόζει πρὸς μὲν τοὺς ἀτυχοῦντας 6 ἄκλητον καὶ προθύμως (φίλου γὰρ εὖ ποιεῖν, καὶ μάλιστα τοὺς ἐν χρείᾳ καὶ τὸ μὴ ἀξιώσαντος· ἀμφοῖν γὰρ κάλλιον καὶ ἥδιον), εἰς δὲ τὰς εὐτυχίας συνεργοῦντα μὲν προθύμως (καὶ γὰρ εἰς ταῦτα χρεία φίλων), πρὸς εὐπάθειαν δὲ σχολαίως (οὐ γὰρ καλὸν τὸ προθυμεῖσθαι ὠφελεῖσθαι). δόξαν δ' ἀηδίας ἐν τῷ διωθεῖσθαι ἴσως εὐλαβητέον· ἐνίοτε γὰρ συμβαίνει. ἡ παρουσία δὴ τῶν φίλων ἐν ἅπασιν αἱρετὴ φαίνεται.

12 ἆρ' οὖν, ὥσπερ τοῖς ἐρῶσι τὸ ὁρᾶν ἀγαπητότατόν ἐστι XII καὶ μᾶλλον αἱροῦνται ταύτην τὴν αἴσθησιν ἢ τὰς λοιπὰς ὡς κατὰ ταύτην μάλιστα τοῦ ἔρωτος ὄντος καὶ γινομένου,

6. διόπερ — 7. αὑτοῖς post 10. θρηνητικός mavult ponere Bywater ‖ 10. συστενάζουσι L^b, στένουσι M^b ‖ 14. ἔννοιαν Aldina: εὔνοιαν ‖ 16. εὐεργετητικὸν O^b ‖ 22. τὸ om. M^b ‖ ἀξιώσαντας L^b M^b O^b ‖ 27. δὲ M^b, δ' ἡ K^b, λοιπὸν δὴ L^b.

(XII) οὕτω καὶ τοῖς φίλοις αἱρετώτατόν ἐστι τὸ συζῆν; κοινωνία γὰρ ἡ φιλία. καὶ ὡς πρὸς ἑαυτὸν ἔχει, οὕτω καὶ πρὸς τὸν φίλον· περὶ αὑτὸν δ' ἡ αἴσθησις ὅτι ἔστιν αἱρετή, καὶ περὶ τὸν φίλον δή· ἡ δ' ἐνέργεια γίνεται αὐτῆς ἐν τῷ συζῆν,
2 ὥστ' εἰκότως τούτου ἐφίενται. καὶ ὅ ποτ' ἐστὶν ἑκάστοις τὸ 1172a εἶναι ἢ οὗ χάριν αἱροῦνται τὸ ζῆν, ἐν τούτῳ μετὰ τῶν φίλων βούλονται διάγειν· διόπερ οἳ μὲν συμπίνουσιν, οἳ δὲ συγκυβεύουσιν, ἄλλοι δὲ συγγυμνάζονται καὶ συγκυνηγοῦσιν ἢ συμφιλοσοφοῦσιν, ἕκαστοι ἐν τούτῳ συνημερεύοντες ὅ τι περ μάλιστ' ἀγαπῶσι τῶν ἐν τῷ βίῳ· συζῆν γὰρ βουλόμενοι μετὰ τῶν φίλων, ταῦτα ποιοῦσιν καὶ τούτων κοινωνοῦσιν
3 οἷς οἴονται συζῆν. γίνεται οὖν ἡ μὲν τῶν φαύλων φιλία μοχθηρά (κοινωνοῦσι γὰρ φαύλων ἀβέβαιοι ὄντες, καὶ μοχθηροὶ δὲ γίνονται ὁμοιούμενοι ἀλλήλοις), ἡ δὲ τῶν ἐπιεικῶν ἐπιεικής, συναυξανομένη ταῖς ὁμιλίαις. δοκοῦσι δὲ καὶ βελτίους γίνεσθαι ἐνεργοῦντες καὶ διορθοῦντες ἀλλήλους· ἀπομάττονται γὰρ παρ' ἀλλήλων οἷς ἀρέσκονται, ὅθεν

ἐσθλῶν μὲν γὰρ ἄπ' ἐσθλά.

K.

K 1 περὶ μὲν οὖν φιλίας ἐπὶ τοσοῦτον εἰρήσθω· ἑπόμενον δ' ἂν εἴη διελθεῖν περὶ ἡδονῆς. μετὰ δὲ ταῦτα 16 περὶ ἡδονῆς ἴσως ἕπεται διελθεῖν. μάλιστα γὰρ δοκεῖ 19 συνῳκειῶσθαι τῷ γένει ἡμῶν, διὸ παιδεύουσι τοὺς νέους οἰακίζοντες ἡδονῇ καὶ λύπῃ· δοκεῖ δὲ καὶ πρὸς τὴν τοῦ ἤθους ἀρετὴν μέγιστον εἶναι τὸ χαίρειν οἷς δεῖ καὶ μι-

35. δή· ἡ δ'] δ' ἡ K^b ‖ αὐτῆς K^b: αὐτοῖς vulg. ‖ 1172a, 1. ὁπότ' K^b, ὅ τι ποτ' M^b ‖ 8. οἷς οἴονται] ὡς οἷόν τε K^b ‖ οἷς οἴονται μάλιστα χαίρειν καὶ τούτους μεθ' ὧν βούλονται συζῆν Thomas ‖ συζῆν] εὖ ζῆν? Bekker, αὐτοὶ ζῆν Ramsauer ‖ 15. περὶ — 16. ἡδονῆς secl. Lambinus ‖ ἐπὶ om. K^b ‖ 22. ἀρχὴν $K^b M^b$.

σεῖν ἃ δεῖ. διατείνει γὰρ ταῦτα διὰ παντὸς τοῦ βίου, (I)
ῥοπὴν ἔχοντα καὶ δύναμιν πρὸς ἀρετήν τε καὶ τὸν εὐδαίμονα
βίον. τὰ μὲν γὰρ ἡδέα προαιροῦνται, τὰ δὲ λυπηρὰ φεύ-
γουσιν. ὑπὲρ δὲ τῶν τοιούτων ἥκιστ' ἂν δόξειεν παρετέον εἶναι, 2
ἄλλως τε καὶ πολλὴν ἐχόντων ἀμφισβήτησιν. οἳ μὲν γὰρ
τἀγαθὸν ἡδονὴν λέγουσιν, οἳ δ' ἐξ ἐναντίας κομιδῇ φαῦλον,
οἳ μὲν ἴσως πεπεισμένοι οὕτω καὶ ἔχειν, οἳ δὲ οἰόμενοι βέλ-
τιον εἶναι πρὸς τὸν βίον ἡμῶν ἀποφαίνειν τὴν ἡδονὴν τῶν
φαύλων, καὶ εἰ μὴ ἐστίν· ῥέπειν γὰρ τοὺς πολλοὺς πρὸς
αὐτὴν καὶ δουλεύειν ταῖς ἡδοναῖς, διὸ δεῖν εἰς τοὐναντίον
ἄγειν· ἐλθεῖν γὰρ ἂν οὕτως ἐπὶ τὸ μέσον. μή ποτε δὲ οὐ 3
καλῶς τοῦτο λέγεται. οἱ γὰρ περὶ τῶν ἐν τοῖς πάθεσι καὶ
ταῖς πράξεσι λόγοι ἧττόν εἰσι πιστοὶ τῶν ἔργων· ὅταν οὖν
διαφωνῶσιν τοῖς κατὰ τὴν αἴσθησιν, καταφρονούμενοι καὶ
τἀληθὲς προσαναιροῦσιν· ὁ γὰρ ψέγων τὴν ἡδονήν, ὀφθείς
ποτε ἐφιέμενος, ἀποκλίνειν δοκεῖ πρὸς αὐτὴν ὡς τοιαύτην
οὖσαν ἅπασαν· τὸ διορίζειν γὰρ οὐκ ἔστι τῶν πολλῶν. ἐοί- 4
κασιν οὖν οἱ ἀληθεῖς τῶν λόγων οὐ μόνον πρὸς τὸ εἰδέναι
χρησιμώτατοι εἶναι, ἀλλὰ καὶ πρὸς τὸν βίον· συνῳδοὶ γὰρ
ὄντες τοῖς ἔργοις πιστεύονται, διὸ προτρέπονται τοὺς συνιέντας
ζῆν κατ' αὐτούς. τῶν μὲν οὖν τοιούτων ἅλις, τὰ δὲ εἰρημένα
περὶ τῆς ἡδονῆς ἐπέλθωμεν.

2 Εὔδοξος μὲν οὖν τὴν ἡδονὴν τἀγαθὸν ᾤετ' εἶναι διὰ τὸ II
πάνθ' ὁρᾶν ἐφιέμενα αὐτῆς, καὶ ἔλλογα καὶ ἄλογα, ἐν
πᾶσιν δ' εἶναι τὸ αἱρετὸν τὸ ἐπιεικές, καὶ τὸ μάλιστα κράτιστον·
τὸ δὲ πάντ' ἐπὶ ταὐτὸ φέρεσθαι μηνύειν ὡς πᾶσιν τοῦτο ἄρι-
στον ὄν (ἕκαστον γὰρ τὸ αὑτῷ ἀγαθὸν εὑρίσκειν, ὥσπερ καὶ

26. δὴ M^b ‖ τῶν τοιούτων] τούτων $L^b O^b$ ‖ 33. ἂν om. $L^b O^b$ ‖ 1172b, 11. δ'] γὰρ Spengel ‖ τὸ ante ἐπιεικές add. K^b ‖ 12. δὲ $L^b M^b O^b$: δὴ K^b cf. Spengel, Arist. Stud. I, 50 ‖ ταὐτὸ] ταῦτα K^b ‖ πᾶσιν τοῦτο ἄριστον] μάλιστα τοῦτο αἱρετόν? Rassow ‖ τοῦτο om. L^b ‖ 13. ὄν om. $L^b O^b$.

(II)

τροφήν), τὸ δὴ πᾶσιν ἀγαθόν, καὶ οὗ πάντ' ἐφίεται, τἀγα-
θὸν εἶναι· ἐπιστεύοντο δ' οἱ λόγοι διὰ τὴν τοῦ ἤθους ἀρετὴν
μᾶλλον ἢ δι' αὑτούς. διαφερόντως γὰρ ἐδόκει σώφρων εἶναι·
οὐ δὴ ὡς φίλος τῆς ἡδονῆς ἐδόκει ταῦτα λέγειν, ἀλλ' οὕτως
2 ἔχειν κατ' ἀλήθειαν. — οὐχ ἧττον δ' ᾤετο εἶναι φανερὸν ἐκ τοῦ
ἐναντίου· τὴν γὰρ λύπην καθ' αὑτὸ πᾶσιν φευκτὸν εἶναι,
ὁμοίως δὴ τὸ ἐναντίον αἱρετόν. — μάλιστα δ' εἶναι αἱρετὸν ὃ
μὴ δι' ἕτερον μηδ' ἑτέρου χάριν αἱρούμεθα· τοιοῦτο δ' ὁμο-
λογουμένως εἶναι τὴν ἡδονήν· οὐδένα γὰρ ἐπερωτᾶν τίνος ἕνεκα
ἥδεται, ὡς καθ' αὑτὴν οὖσαν αἱρετὴν τὴν ἡδονήν. — προστι-
θεμένην τε ὁτῳοῦν τῶν ἀγαθῶν αἱρετώτερον ποιεῖν, οἷον τῷ δι-
καιοπραγεῖν καὶ σωφρονεῖν· αὔξεσθαι δὲ τὸ ἀγαθὸν [αὐτὸ]
3 αὑτῷ. ἔοικεν δὴ οὗτός γε ὁ λόγος τῶν ἀγαθῶν αὐτὴν ἀπο-
φαίνειν, καὶ οὐδὲν μᾶλλον ἑτέρου· πᾶν γὰρ μεθ' ἑτέρου ἀγαθοῦ
αἱρετώτερον ἢ μονούμενον. τοιούτῳ δὴ λόγῳ καὶ Πλάτων
ἀναιρεῖ ὅτι οὐκ ἔστιν ἡδονὴ τἀγαθόν· αἱρετώτερον γὰρ εἶναι
τὸν ἡδὺν βίον μετὰ φρονήσεως ἢ χωρίς, εἰ δὲ τὸ μικτὸν
κρεῖττον, οὐκ εἶναι τὴν ἡδονὴν τἀγαθόν· οὐδενὸς γὰρ προστε-
θέντος αὐτῷ τἀγαθὸν αἱρετώτερον γίνεσθαι. δῆλον δ' ὡς οὐδ'
ἄλλο οὐθὲν τἀγαθὸν ἂν εἴη, ὃ μετά τινος τῶν καθ' αὑτὸ
4 ἀγαθῶν αἱρετώτερον γίνεται. τί οὖν ἐστι τοιοῦτον, οὗ καὶ ἡμεῖς
κοινωνοῦμεν; τοιοῦτον γὰρ ἐπιζητεῖται.

οἱ δ' ἐνιστάμενοι ὡς οὐκ ἀγαθὸν οὗ πάντ' ἐφίεται, μὴ οὐθὲν
λέγωσιν. ἃ γὰρ πᾶσι δοκεῖ, ταῦτ' εἶναι φαμέν· ὁ δ' ἀναιρῶν ταύ-

14. δὲ Heliodorus ‖ 17. *ἀλλ' ὡς οὕτως ἔχον* Coraes ‖ 20. *ἐναντίον καθ' αὑτὸ πᾶσιν αἱρετόν. ἔτι τἀγαθὸν τὸ μάλιστα αἱρετόν. μάλιστα* coni. Spengel ‖ 24. *τῶν ἀγαθῶν*] *ἀγαθόν* K^b ‖ 25. *καὶ* ante *αὔξεσθαι* add. $M^b O^b$ ‖ δὲ Ramsauer: *δὴ* ‖ *αὐτὸ* om. $K^b L^b$ ‖ 26. δὲ *Γ* ‖ 28. *Πλάτων* cf. Phil. p. 60[c] ‖ 31. *προτεθέντος* pr. K^b ‖ 32. *αὐτὸ* pr. K^b ‖ 1173a, 1. *λέγουσιν* L^b cf. Bonitz, Ind. Ar. s. v. *μή* ‖ ἃ $K^b M^b$: ὃ $L^b O^b$ ‖ *τοῦτ'* $L^b O^b$ ‖ *ὁ δ'*] *ὅ τ'*? Susemihl.

*την τὴν πίστιν οὐ πάνυ πιστότερα ἐρεῖ. εἰ μὲν γὰρ τὰ ἀνόητα ὠρέ-
γετο αὐτῶν, ἦν ἄν τι ⟨τὸ⟩ λεγόμενον, εἰ δὲ καὶ τὰ φρόνιμα, πῶς
λέγοιεν ἄν τι; ἴσως δὲ καὶ ἐν τοῖς φαύλοις ἔστιν τι φυσικὸν ἀγα-
θὸν κρεῖττον ἢ καθ' αὑτά, ὃ ἐφίεται τοῦ οἰκείου ἀγαθοῦ. —
οὐκ ἔοικεν δὲ οὐδὲ περὶ τοῦ ἐναντίου καλῶς λέγεσθαι. οὐ γάρ* 5
*φασιν, εἰ ἡ λύπη κακόν ἐστι, τὴν ἡδονὴν ἀγαθὸν εἶναι· ἀντικεῖ-
σθαι γὰρ καὶ κακὸν κακῷ καὶ ἄμφω τῷ μηδετέρῳ, λέγοντες
ταῦτα οὐ κακῶς, οὐ μὴν ἐπί γε τῶν εἰρημένων ἀληθεύοντες.
ἀμφοῖν μὲν γὰρ ὄντων κακῶν καὶ φευκτὰ ἔδει ἄμφω εἶναι,
τῶν μηδετέρων δὲ μηδέτερον ἢ ὁμοίως· νῦν δὲ φαίνονται
τὴν μὲν φεύγοντες ὡς κακόν, τὴν δὲ αἱρούμενοι ὡς ἀγαθόν·
οὕτω δὴ καὶ ἀντίκειται. — οὐ μὴν οὐδ' εἰ μὴ τῶν ποιοτήτων* III
*ἐστὶν ἡ ἡδονή, διὰ τοῦτο οὐδὲ τῶν ἀγαθῶν· οὐδὲ γὰρ αἱ τῆς
ἀρετῆς ἐνέργειαι ποιότητές εἰσιν, οὐδ' ἡ εὐδαιμονία. — λέγουσι* 2
*δὲ τὸ μὲν ἀγαθὸν ὡρίσθαι, τὴν δ' ἡδονὴν ἀόριστον εἶναι, ὅτι
δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. εἰ μὲν οὖν ἐκ τοῦ ἥδεσθαι τοῦτο
κρίνουσιν, καὶ περὶ τὴν δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετάς,
καθ' ἃς ἐναργῶς φασι μᾶλλον καὶ ἧττον τοὺς ποιοὺς ὑπάρ-
χειν καὶ ⟨πράττειν⟩ κατὰ τὰς ἀρετάς, ἔσται τὸ αὐτό (δίκαιοι*

2. et 3. *εἰ*] *ἦ*? Bywater ‖ *ὀρέγεται* $K^b M^b O^b$ ‖ 3. *τὸ* add. Turnebus(?) ‖ *καὶ* om. $K^b M^b O^b$ ‖ 4. *ἀγαθὸν* secl. Susemihl, suadente Thuroto ‖ 8. *καὶ* post *γὰρ* add. L^b ‖ *μηδετέρῳ* Γ: *μηδέτερον* M^b, *μηδέτερα* $K^b L^b O^b$ ‖ *λέγεσθαι* K^b ‖ 9. *ταῦτα οὐ*] *ταῦτα δ' οὐ* K^b, *ταῦτα δὴ οὐ* Scaliger ‖ 10. *μὲν* om. $K^b M^b$ ‖ *ὄντοιν κακοῖν* $L^b M^b$ ‖ 11. *τῶν* et *ἢ* secl. Zeller ‖ *τῶν — ὁμοίως* secl. Ramsauer ‖ *τῶν μηδετέρων*] *τὸ μηδέτερον* Rassow ‖ *μηδέτερον*] *ἢ ἕτερον* K^b ‖ 13. *ἀντίκεινται* M^b ‖ 14. *ἡ* om. K^b ‖ 17. *τὸ* ante *ἧττον* om. L^b ‖ 20. *καὶ* om. K^b ‖ *πράττειν* add. Vahlen (Arist. Aufs. II p. 36) ‖ *κατὰ τὰς ἀρετάς*] *κατ' αὐτάς* Coraes, *τὰ κατ' αὐτάς* Rassow, *κατὰ τὰς αὐτάς* Vermehren ‖ *ταὐτά* O^b, *ταῦτα* $K^b M^b$.

(III)
γάρ εἰσι μᾶλλον καὶ ἀνδρεῖοι, ἔστι δὲ καὶ δικαιοπραγεῖν καὶ
σωφρονεῖν μᾶλλον καὶ ἧττον)· εἰ δὲ ταῖς ἡδοναῖς, μή ποτ'
3 *οὐ λέγουσι τὸ αἴτιον, ἂν ὦσιν αἳ μὲν ἀμιγεῖς αἳ δὲ μικταί. τί*
δὲ κωλύει, καθάπερ ὑγίεια ὡρισμένη οὖσα δέχεται τὸ μᾶλ-
λον καὶ τὸ ἧττον, οὕτω καὶ τὴν ἡδονήν; οὐ γὰρ ἡ αὐτὴ
συμμετρία ἐν πᾶσιν ἐστίν, οὐδ' ἐν τῷ αὐτῷ μία τις ἀεί, ἀλλ'
ἀνιεμένη διαμένει ἕως τινός, καὶ διαφέρει τῷ μᾶλλον καὶ
ἧττον. τοιοῦτον δὴ καὶ τὸ περὶ τὴν ἡδονὴν ἐνδέχεται εἶναι. —
4 *τέλειόν τε τἀγαθὸν τιθέντες, τὰς δὲ κινήσεις καὶ τὰς γενέ-*
σεις ἀτελεῖς, τὴν ἡδονὴν κίνησιν καὶ γένεσιν ἀποφαίνειν πει-
ρῶνται. οὐ καλῶς δ' ἐοίκασι λέγειν οὐδ' εἶναι κίνησιν. πάσῃ
γὰρ οἰκεῖον εἶναι δοκεῖ τάχος καὶ βραδυτής, καὶ εἰ μὴ
καθ' αὑτήν, οἷον τῇ τοῦ κόσμου, πρὸς ἄλλο· τῇ δ' ἡδονῇ τού-
των οὐδέτερον ὑπάρχει. ἡσθῆναι μὲν γὰρ ἔστι ταχέως ὥσπερ
ὀργισθῆναι, ἥδεσθαι δ' οὔ, οὐδὲ πρὸς ἕτερον, βαδίζειν δὲ καὶ
αὔξεσθαι καὶ πάντα τὰ τοιαῦτα. μεταβάλλειν μὲν οὖν εἰς
τὴν ἡδονὴν ταχέως καὶ βραδέως ἔστιν, ἐνεργεῖν δὲ κατ' αὐτὴν
5 *οὐκ ἔστιν ταχέως, λέγω δ' ἥδεσθαι. γένεσίς τε πῶς ἂν εἴη;*
δοκεῖ γὰρ οὐκ ἐκ τοῦ τυχόντος τὸ τυχὸν γίνεσθαι, ἀλλ' ἐξ
οὗ γίνεται, εἰς τοῦτο διαλύεσθαι· καὶ οὗ γένεσις ἡ ἡδονή, τού-
6 *του ἡ λύπη φθορά. — καὶ λέγουσι δὲ τὴν μὲν λύπην ἔνδειαν τοῦ*
κατὰ φύσιν εἶναι, τὴν δ' ἡδονὴν ἀναπλήρωσιν. ταῦτα δὲ
σωματικά ἐστι τὰ πάθη. εἰ δή ἐστι τοῦ κατὰ φύσιν ἀναπλή-
ρωσις ἡ ἡδονή, ἐν ᾧ ἀναπλήρωσις, τοῦτ' ἂν καὶ ἥδοιτο· τὸ
σῶμα ἄρα· οὐ δοκεῖ δέ· οὐδ' ἔστιν ἄρα ἀναπλήρωσις ἡ ἡδονή,
ἀλλὰ γινομένης μὲν ἀναπληρώσεως ἥδοιτ' ἄν τις, καὶ τε-

22. *δὲ* K^b: *δ' ἐν* ‖ 23. *τί δὲ κωλύει Γ*: *τί γὰρ κωλύεται* O^b, *καὶ τί κωλύεται* K^b, *τί κωλύει δὲ* L^b, *τί γὰρ κωλύει* M^b ‖ 25. *τὸ* om. L^b ‖ 27. *ἀνειμένη* K^b ‖ 28. *τὸ* om. L^b ‖ 29. *τε*] *δὲ* $L^b M^b O^b$ ‖ 31. *κινήσεις. πᾶσι* K^b ‖ 33. *τῇ τοῦ* K^b: *τὸ τοῦ* ‖ 1173b, 5. *γενέσθαι* K^b ‖ 6. *καὶ*] *καίτοι* Rassow ‖ 10. *ᾧ*] *ὦ ἡ* L^b ‖ 11. *οὐδ'*] *οὐκ* L^b ‖ *ἡ ἀναπλήρωσις ἡδονή* $K^b M^b$ ‖ 12. *τητώμενος* Vermehren, *κενούμενος* Spengel, *δεόμενος* Zeller, *ἐνδεὴς γενόμενος* Bywater.

(III)

μνόμενος λυποῖτο. ἡ δόξα δ' αὕτη δοκεῖ γεγενῆσθαι ἐκ
τῶν περὶ τὴν τροφὴν λυπῶν καὶ ἡδονῶν· ἐνδεεῖς γὰρ γενο-
μένους καὶ προλυπηθέντας ἥδεσθαι τῇ ἀναπληρώσει. τοῦτο δ' 7
οὐ περὶ πάσας συμβαίνει τὰς ἡδονάς· ἄλυποι γάρ εἰσιν αἵ
τε μαθηματικαὶ καὶ τῶν κατὰ τὰς αἰσθήσεις αἱ διὰ τῆς
ὀσφρήσεως, καὶ ἀκροάματα δὲ καὶ ὁράματα πολλὰ καὶ μνῆ-
μαι καὶ ἐλπίδες. τίνος οὖν αὗται γενέσεις ἔσονται; οὐδενὸς
γὰρ ἔνδεια γεγένηται, οὗ γένοιτ' ἂν ἀναπλήρωσις. — πρὸς δὲ 8
τοὺς προφέροντας τὰς ἐπονειδίστους τῶν ἡδονῶν λέγοι τις ἂν
ὅτι οὐκ ἔστιν ταῦθ' ἡδέα· οὐ γὰρ εἰ τοῖς κακῶς διακειμένοις
ἡδέα ἐστίν, οἰητέον αὐτὰ καὶ ἡδέα εἶναι πλὴν τούτοις, καθάπερ
οὐδὲ τὰ τοῖς κάμνουσιν ὑγιεινὰ ἢ γλυκέα ἢ πικρά, οὐδὲ αὖ
λευκὰ τὰ φαινόμενα τοῖς ὀφθαλμιῶσιν. ἢ οὕτω λέγοιτ' ἄν, 9
ὅτι αἱ μὲν ἡδοναὶ αἱρεταί εἰσιν, οὐ μὴν ἀπό γε τούτων, ὥσπερ
καὶ τὸ πλουτεῖν, προδόντι δ' οὔ, καὶ τὸ ὑγιαίνειν, οὐ μὴν ὁτιοῦν
φαγόντι. ἢ τῷ εἴδει διαφέρουσιν αἱ ἡδοναί. ἕτεραι γὰρ αἱ 10
ἀπὸ τῶν καλῶν τῶν ἀπὸ τῶν αἰσχρῶν, καὶ οὐκ ἔστιν ἡσθῆναι
τὴν τοῦ δικαίου μὴ ὄντα δίκαιον οὐδὲ τὴν τοῦ μουσικοῦ μὴ ὄντα
μουσικόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.—ἐμφανίζειν δὲ δο- 11
κεῖ καὶ ὁ φίλος, ἕτερος ὢν τοῦ κόλακος, οὐκ οὖσαν ἀγαθὸν
τὴν ἡδονὴν ἢ διαφόρους εἴδει· ὃ μὲν γὰρ πρὸς τἀγαθὸν ὁμι-
λεῖν δοκεῖ, ὃ δὲ πρὸς ἡδονήν, καὶ τῷ μὲν ὀνειδίζεται, τὸν
δ' ἐπαινοῦσιν ὡς πρὸς ἕτερα ὁμιλοῦντα. οὐδεὶς τ' ἂν ἕλοιτο ζῆν 12
παιδίου διάνοιαν ἔχων διὰ βίου, ἡδόμενος ἐφ' οἷς τὰ παιδία

14. γενομένους Mᵇ: γινομένους ‖ 17. αἱ] καὶ Oᵇ ‖ 18. πολλὰ Kᵇ: πολλαὶ δὲ ‖ 20. ἔνδειαι γεγένηνται οὗ γένοιντ' ἂν ἀναπληρώσεις Lᵇ ‖ 21. λέγοιτ' ἄν τις Lᵇ ‖ 23. ἐστίν] ταῦτ' ἐστίν LᵇOᵇ ‖ πλὴν] ἁπλῶς πλὴν LᵇOᵇ ‖ 25. οὕτω] οὕτω δὴ Lᵇ ‖ λέγοι τις ἄν Bywater ‖ 32. ὁ om. Kᵇ ‖ 33. ἢ] ἄνη Kᵇ ‖ 34. τῷ] τὸ LᵇOᵇ ‖ 1174a, 1. τ' Lᵇ: δ' KᵇMᵇOᵇ.

(III)
ὡς οἷόν τε μάλιστα, οὐδὲ χαίρειν ποιῶν τι τῶν αἰσχίστων, μηδέποτε μέλλων λυπηθῆναι. περὶ πολλά τε σπουδὴν ποιησαίμεθ' ἂν καὶ εἰ μηδεμίαν ἐπιφέροι ἡδονήν, οἷον ὁρᾶν, μνημονεύειν, εἰδέναι, τὰς ἀρετὰς ἔχειν. εἰ δ' ἐξ ἀνάγκης ἕπονται τούτοις ἡδοναί, οὐδὲν διαφέρει· ἑλοίμεθα γὰρ ἂν
13 *ταῦτα καὶ εἰ μὴ γίνοιτο ἀπ' αὐτῶν ἡδονή. ὅτι μὲν οὖν οὔτε τἀγαθὸν ἡ ἡδονὴ οὔτε πᾶσα αἱρετή, δῆλον ἔοικεν εἶναι, καὶ ὅτι εἰσίν τινες αἱρεταὶ καθ' αὑτὰς διαφέρουσαι τῷ εἴδει ἢ ἀφ' ὧν.*

τὰ μὲν οὖν λεγόμενα περὶ τῆς ἡδονῆς καὶ λύπης 3
IV *ἱκανῶς εἰρήσθω· τί δ' ἐστὶν ἢ ποῖόν τι, καταφανέστερον γένοιτ' ἂν ἀπ' ἀρχῆς ἀναλαβοῦσιν. δοκεῖ γὰρ ἡ μὲν ὅρασις καθ' ὁντινοῦν χρόνον τελεία εἶναι (οὐ γάρ ἐστιν ἐνδεὴς οὐδενὸς ὃ εἰς ὕστερον γινόμενον τελειώσει αὐτῆς τὸ εἶδος)· τοιούτῳ δ' ἔοικεν καὶ ἡ ἡδονή. ὅλον γάρ τι ἐστίν, καὶ κατ' οὐδένα χρόνον λάβοι τις ἂν ἡδονὴν ἧς ἐπὶ πλείω χρόνον γινομένης τελειωθήσεται τὸ*
2 *εἶδος. διόπερ οὐδὲ κίνησις ἐστίν. ἐν χρόνῳ γὰρ πᾶσα κίνησις καὶ τέλους τινός, οἷον ἡ οἰκοδομική, καὶ τελεία ὅταν ποιήσῃ οὗ ἐφίεται, ἢ ἐν ἅπαντι δὴ τῷ χρόνῳ ἢ τούτῳ· ἐν δὲ τοῖς μέρεσι τοῦ χρόνου πᾶσαι ἀτελεῖς, καὶ ἕτεραι τῷ εἴδει τῆς ὅλης καὶ ἀλλήλων. ἡ γὰρ τῶν λίθων σύνθεσις ἑτέρα τῆς τοῦ κίονος ῥαβδώσεως, καὶ αὗται τῆς τοῦ ναοῦ ποιήσεως· καὶ ἡ μὲν τοῦ ναοῦ τελεία (οὐδενὸς γὰρ ἐνδεὴς πρὸς τὸ προκείμενον), ἡ δὲ τῆς κρηπῖδος καὶ τοῦ τριγλύφου ἀτελής (μέρους γὰρ ἑκατέρα). τῷ εἴδει οὖν διαφέρουσιν, καὶ οὐκ ἔστιν ἐν ὁτῳοῦν χρόνῳ λαβεῖν κίνησιν τελείαν τῷ εἴδει, ἀλλ' εἴπερ, ἐν τῷ*
3 *ἅπαντι. ὁμοίως δὲ καὶ ἐπὶ βαδίσεως καὶ τῶν λοιπῶν. εἰ*

9. *ἀγαθὸν* $K^b M^b O^b$ ‖ 12. *ἱκανῶς* om. K^b ‖ 15. *γενόμενον* $L^b M^b O^b$ ‖ 17. *ὅλον*] *τέλειον* $K^b M^b O^b$ ‖ *τι γάρ* K^b ‖ 20. *ἡ* om. $K^b M^b$ ‖ *καὶ* add. K^b ‖ 21. *δὴ* om. $K^b O^b$ ‖ *ἢ*] *δὴ* O^b, om. $L^b M^b$ ‖ 22. *τοῦ χρόνου*] *καὶ τῶι χρόνωι* K^b ‖ 25. *γὰρ* om. K^b ‖ 29. *βαδίσεων* K^b, *τῶν βαδίσεων* M^b.

(IV)

*γάρ ἐστιν ἡ φορὰ κίνησις πόθεν ποῖ, καὶ ταύτης διαφοραὶ
κατ' εἴδη, πτῆσις βάδισις ἅλσις καὶ τὰ τοιαῦτα· οὐ μόνον
δ' οὕτως, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ βαδίσει. τὸ γὰρ πόθεν ποῖ
οὐ ταὐτὸν ἐν τῷ σταδίῳ καὶ ἐν τῷ μέρει, καὶ ἐν ἑτέρῳ μέρει
καὶ ἑτέρῳ, οὐδὲ τὸ διεξιέναι τὴν γραμμὴν τήνδε κἀκείνην.*
1174b *οὐ μόνον γὰρ γραμμὴν διαπορεύεται, ἀλλὰ καὶ ἐν τόπῳ
οὖσαν, ἐν ἑτέρῳ δ' αὕτη ἐκείνης. δι' ἀκριβείας μὲν οὖν περὶ
κινήσεως ἐν ἄλλοις εἴρηται, ἔοικεν δ' οὐδ' ἐν ἅπαντι χρόνῳ
τελεία εἶναι, ἀλλ' αἱ πολλαὶ ἀτελεῖς καὶ διαφέρουσαι τῷ
εἴδει, εἴπερ τὸ πόθεν ποῖ εἰδοποιόν. τῆς ἡδονῆς δ' ἐν ὁτῳοῦν
χρόνῳ τέλειον τὸ εἶδος. δῆλον οὖν ὡς ἕτεραί τ' ἂν εἶεν ἀλ-* 4
*λήλων, καὶ τῶν ὅλων τι καὶ τελείων ἡ ἡδονή. δόξειε δ' ἂν
τοῦτο καὶ ἐκ τοῦ μὴ ἐνδέχεσθαι κινεῖσθαι μὴ ἐν χρόνῳ, ἥδε-
σθαι δέ· τὸ γὰρ ἐν τῷ νῦν ὅλον τι. — ἐκ τούτων δὲ δῆλον καὶ
ὅτι οὐ καλῶς λέγουσιν κίνησιν ἢ γένεσιν εἶναι τὴν ἡδονήν. οὐ
γὰρ πάντων ταῦτα λέγεται, ἀλλὰ τῶν μεριστῶν καὶ μὴ ὅλων·
οὐδὲ γὰρ ὁράσεώς ἐστι γένεσις οὐδὲ στιγμῆς οὐδὲ μονάδος, οὐδὲ
τούτων οὐθὲν κίνησις οὐδὲ γένεσις· οὐδὲ δὴ ἡδονῆς· ὅλον γάρ τι.*
4 *αἰσθήσεως δὲ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης,* 5
*τελείως δὲ τῆς εὖ διακειμένης πρὸς τὸ κάλλιστον τῶν ὑπὸ
τὴν αἴσθησιν· τοιοῦτον γὰρ μάλιστ' εἶναι δοκεῖ ἡ τελεία ἐνέρ-
γεια (αὐτὴν δὲ λέγειν ἐνεργεῖν, ἢ ἐν ᾧ ἐστίν, μηθὲν διαφε-
ρέτω)· καθ' ἕκαστον δὴ βελτίστη ἐστὶν ἡ ἐνέργεια τοῦ ἄριστα*

31. *καὶ* om. $K^b M^b$ ‖ 33. *ἐν* ante *τῷ μέρει* om. L^b ‖ 34. *καὶ*] *καὶ ἐν* K^b ‖ 1174b, 1. *γὰρ* om. K^b ‖ 3. *οὐδ'* Aretinus, Susemihl: *οὐκ* ‖ *ἅπαντι τῷ χρόνῳ* M^b ‖ 6. *ἕτερα τ' ἂν εἴη* K^b ‖ 10. *κίνησιν ἢ* fort. delenda censet Rassow ‖ *τῆς ἡδονῆς* Ramsauer ‖ 13. *οὐθὲν*] *οὐδενὸς* codex Turnebi ‖ *ἡδονή* Lambinus ‖ 14. *αἰσθήσεως* — 23. *αὐτήν* citat Alex. l. l. p. 258 sq. Speng. ‖ 16. *αἴσθησιν κειμένων· τοιοῦτον* $L^b O^b$ ‖ 17. *μηθὲν*] *μὴ* $K^b M^b$ ‖ 18. *ἑκάστην* M^b Alexander Aphrod. ‖ *δὴ* Lambinus: *δὲ*.

(IV)

διακειμένου πρὸς τὸ κράτιστον τῶν ὑπ' αὐτήν· αὕτη δ' ἂν
τελειοτάτη εἴη καὶ ἡδίστη. κατὰ πᾶσαν γὰρ αἴσθησιν ἔστιν
ἡδονή, ὁμοίως δὲ καὶ διάνοιαν καὶ θεωρίαν, ἡδίστη δ' ἡ τε-
λειοτάτη, τελειοτάτη δὲ ἡ τοῦ εὖ ἔχοντος πρὸς τὸ σπουδαιό-
6 τατον τῶν ὑπ' αὐτήν. τελειοῖ δὲ τὴν ἐνέργειαν ἡ ἡδονή. οὐ
τὸν αὐτὸν δὲ τρόπον ἥ τε ἡδονὴ τελειοῖ καὶ τὸ αἰσθητόν τε
καὶ ἡ αἴσθησις, σπουδαῖα ὄντα, ὥσπερ οὐδ' ἡ ὑγίεια καὶ ὁ
7 ἰατρὸς ὁμοίως αἴτιά ἐστι τοῦ ὑγιαίνειν. καθ' ἑκάστην δ' αἴσθη-
σιν ὅτι γίνεται ἡδονή, δῆλον· φαμὲν γὰρ ὁράματα καὶ
ἀκούσματα εἶναι ἡδέα. δῆλον δὲ καὶ ὅτι μάλιστα, ἐπειδὰν
ἥ τε αἴσθησις ᾖ κρατίστη καὶ πρὸς τοιοῦτον ἐνεργῇ· τοιούτων
δ' ὄντων τοῦ τε αἰσθητοῦ καὶ τοῦ αἰσθανομένου, ἀεὶ ἔσται ἡδονὴ
8 ὑπάρχοντός γε τοῦ ποιήσοντος καὶ τοῦ πεισομένου. τελειοῖ δὲ
τὴν ἐνέργειαν ἡ ἡδονὴ οὐχ ὡς ἕξις ἐνυπάρχουσα, ἀλλ' ὡς
ἐπιγινόμενόν τι τέλος, οἷον τοῖς ἀκμαίοις ἡ ὥρα· ἕως ἂν
οὖν τό τε νοητὸν ἢ αἰσθητὸν ᾖ οἷον δεῖ καὶ τὸ κρῖνον ἢ
θεωροῦν, ἔσται ἐν τῇ ἐνεργείᾳ ἡ ἡδονή· ὁμοίων γὰρ ὄντων καὶ
πρὸς ἄλληλα τὸν αὐτὸν τρόπον ἐχόντων τοῦ τε παθητικοῦ
9 καὶ τοῦ ποιητικοῦ ταὐτὸ πέφυκε γίνεσθαι. — πῶς οὖν οὐδεὶς
συνεχῶς ἥδεται; ἢ κάμνει; πάντα γὰρ τὰ ἀνθρώπεια ἀδυ-
νατεῖ συνεχῶς ἐνεργεῖν. οὐ γίνεται οὖν οὐδ' ἡδονή· ἕπεται γὰρ

19. ὑπ' αὐτήν K^b: ὑφ' αὐτήν ‖ 20. καὶ ante τελειοτάτη add. Ramsauer ‖ 22. εὖ om. K^b ‖ 23. ὑφ' αὐτήν codd. ‖ 26. αἴτιά εἰσί L^b, αἰτία ἐστὶ K^b, ἐστιν αἴτια M^b ‖ καθ' — 31. πεισομένου secl. Zell et Ramsauer ‖ 28. δὲ] γὰρ δὴ L^b ‖ 31. γε τοῦ] γε τοῦ γε L^b, γε τοῦ τε Bywater ‖ 32. ἡ post οὐχ ὡς add. $K^b O^b$ ‖ 33. ἕως οὖν ἄν ποτε τὸ νοητὸν ἢ αἰσθητὸν εἴη οἷον δὴ τὸ $M^b O^b$, ἕως οὖν ἂν ᾖ τὸ αἰσθητὸν ἢ νοητὸν ἢ οἷον δεῖ καὶ τὸ L^b ‖ 1175a, 3. ταύτη M^b ‖ πῶς — 10. ἀμαυροῦται citat Alexander ‖ 4. ἢ ὅτι κάμνει; vir doctus apud Wilkinsonem.

(IV)

τῇ ἐνεργείᾳ. ἔνια δὲ τέρπει καινὰ ὄντα, ὕστερον δὲ οὐχ ὁμοίως διὰ ταὐτό· τὸ μὲν γὰρ πρῶτον παρακέκληται ἡ διάνοια καὶ διατεταμένως περὶ αὐτὰ ἐνεργεῖ, ὥσπερ κατὰ τὴν ὄψιν οἱ ἐμβλέποντες, μετέπειτα δὲ οὐ τοιαύτη ἡ ἐνέργεια ἀλλὰ παρημελημένη· διὸ καὶ ἡ ἡδονὴ ἀμαυροῦται. — ὀρέγεσθαι δὲ 10
τῆς ἡδονῆς οἰηθείη τις ἂν ἅπαντας, ὅτι καὶ τοῦ ζῆν ἅπαντες ἐφίενται· ἡ δὲ ζωὴ ἐνέργειά τις ἐστίν, καὶ ἕκαστος περὶ ταῦτα καὶ τούτοις ἐνεργεῖ ἃ καὶ μάλιστ' ἀγαπᾷ, οἷον ὁ μὲν μουσικὸς τῇ ἀκοῇ περὶ τὰ μέλη, ὁ δὲ φιλομαθὴς τῇ διανοίᾳ περὶ τὰ θεωρήματα, οὕτω δὲ καὶ τῶν λοιπῶν ἕκαστος. ἡ δ' ἡδονὴ τελειοῖ τὰς ἐνεργείας, καὶ τὸ ζῆν δή, οὗ ὀρέγονται. εὐλόγως οὖν καὶ τῆς ἡδονῆς ἐφίενται· τελειοῖ γὰρ ἑκάστῳ τὸ ζῆν, αἱρετὸν ὄν. πότερον δὲ διὰ τὴν ἡδονὴν τὸ ζῆν αἱρούμεθα ἢ διὰ τὸ ζῆν 11
τὴν ἡδονήν, ἀφείσθω ἐν τῷ παρόντι. συνεζεῦχθαι μὲν γὰρ ταῦτα φαίνεται καὶ χωρισμὸν οὐ δέχεσθαι· ἄνευ τε γὰρ ἐνεργείας οὐ γίνεται ἡδονή, πᾶσάν τε ἐνέργειαν τελειοῖ ἡ ἡδονή.

ὅθεν δοκοῦσιν καὶ τῷ εἴδει διαφέρειν. τὰ γὰρ ἕτερα τῷ εἴ- V
δει ὑφ' ἑτέρων οἰόμεθα τελειοῦσθαι. οὕτω γὰρ φαίνεται καὶ τὰ φυσικὰ καὶ τὰ ὑπὸ τέχνης, οἷον ζῷα καὶ δένδρα καὶ γραφὴ καὶ ἀγάλματα καὶ οἰκία καὶ σκεῦος. ὁμοίως δὲ καὶ τὰς ἐνεργείας τὰς διαφερούσας τῷ εἴδει ὑπὸ διαφερόντων εἴδει τελειοῦσθαι. δια- 2
φέρουσιν δ' αἱ τῆς διανοίας τῶν κατὰ τὰς αἰσθήσεις καὶ αὗται ἀλλήλων κατ' εἶδος· καὶ αἱ τελειοῦσαι δὴ ἡδοναί. — φανείη δ' ἂν τοῦτο καὶ ἐκ τοῦ συνῳκειῶσθαι τῶν ἡδονῶν ἑκάστην τῇ ἐνεργείᾳ ἣν τελειοῖ. συναύξει γὰρ τὴν ἐνέργειαν ἡ

7. *ταῦτα* L^b M^b ‖ 9. *δὴ οὐ τοιαύτη ἐνέργεια* K^b, *δὲ οὐ γίνεται τοιαύτη ἡ ἐνέργεια* L^b, *δ' ἡ τοιαύτη ἐνέργεια οὐ γίνεται* M^b O^b ‖ 11. *ὅτε* Bekker errore typ. ‖ 16. *δή* Aretinus, Thurot: *δέ* ‖ 21. *τε* L^b: *τε γὰρ* K^b O^b, *γὰρ* M^b ‖ 23. *οὕτω* — 25. *σκεῦος* secl. Vermehren ‖ 24. *ἀπὸ* Zell ‖ 25. *ἄγαλμα* K^b ‖ *τὰς* alt. om. K^b M^b ‖ 26. *διαφόρων* M^b ‖ 28. *αὐταὶ* K^b ‖ 29. *τῶν*] *τηι τῶν* pr. K^b.

(V)
οἰκεία ἡδονή. μᾶλλον γὰρ ἕκαστα κρίνουσιν καὶ ἐξακριβοῦσιν
οἱ μεθ' ἡδονῆς ἐνεργοῦντες, οἷον γεωμετρικοὶ γίνονται οἱ χαί-
ροντες τῷ γεωμετρεῖν, καὶ κατανοοῦσιν ἕκαστα μᾶλλον,
ὁμοίως δὲ καὶ οἱ φιλόμουσοι καὶ φιλοικοδόμοι καὶ τῶν ἄλ-
λων ἕκαστοι ἐπιδιδόασιν εἰς τὸ οἰκεῖον ἔργον χαίροντες αὐτῷ.
συναύξουσιν δὴ αἱ ἡδοναί, τὰ δὲ συναύξοντα οἰκεῖα. τοῖς
3 ἑτέροις δὲ τῷ εἴδει καὶ τὰ οἰκεῖα ἕτερα τῷ εἴδει. — ἔτι δὲ 1175b
μᾶλλον τοῦτ' ἂν φανείη ἐκ τοῦ τὰς ἀφ' ἑτέρων ἡδονὰς ἐμπο-
δίους ταῖς ἐνεργείαις εἶναι· οἱ γὰρ φίλαυλοι ἀδυνατοῦσιν τοῖς
λόγοις προσέχειν, ἐὰν κατακούσωσιν αὐλοῦντος, μᾶλλον χαί-
ροντες αὐλητικῇ τῆς παρούσης ἐνεργείας· ἡ κατὰ τὴν αὐλη-
4 τικὴν οὖν ἡδονὴ τὴν περὶ τὸν λόγον ἐνέργειαν φθείρει. ὁμοίως
δὲ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει, ὅταν ἅμα περὶ δύο
ἐνεργῇ· ἡ γὰρ ἡδίων τὴν ἑτέραν ἐκκρούει, κἂν πολὺ δια-
φέρῃ κατὰ τὴν ἡδονήν, μᾶλλον, ὥστε μηδ' ἐνεργεῖν κατὰ
τὴν ἑτέραν. διὸ χαίροντες ὁτῳοῦν σφόδρα οὐ πάνυ δρῶμεν
ἕτερον, καὶ ἄλλα ποιοῦμεν ἄλλοις ἠρέμα ἀρεσκόμενοι, οἷον
καὶ ἐν τοῖς θεάτροις οἱ τραγηματίζοντες, ὅταν φαῦλοι οἱ ἀγω-
5 νιζόμενοι ὦσιν, τότε μάλιστ' αὐτὸ δρῶσιν. ἐπεὶ δ' ἡ μὲν
οἰκεία ἡδονὴ ἐξακριβοῖ τὰς ἐνεργείας καὶ χρονιωτέρας καὶ
βελτίους ποιεῖ, αἱ δ' ἀλλότριαι λυμαίνονται, δῆλον ὡς πολὺ
διεστᾶσιν· σχεδὸν γὰρ αἱ ἀλλότριαι ἡδοναὶ ποιοῦσιν ὅπερ αἱ
οἰκεῖαι λῦπαι· φθείρουσι γὰρ τὰς ἐνεργείας αἱ οἰκεῖαι λῦπαι,
οἷον εἴ τῳ τὸ γράφειν ἀηδὲς καὶ ἐπίλυπον ἢ τὸ λογίζεσθαι· ὃ
μὲν γὰρ οὐ γράφει, ὃ δ' οὐ λογίζεται, λυπηρᾶς οὔσης τῆς ἐνερ-
γείας. συμβαίνει δὴ περὶ τὰς ἐνεργείας τὸ ἐναντίον ἀπὸ τῶν οἰ-
κείων ἡδονῶν τε καὶ λυπῶν· οἰκεῖαι δ' εἰσὶν αἱ ἐπὶ τῇ ἐνεργείᾳ
καθ' αὑτὴν γινόμεναι. αἱ δ' ἀλλότριαι ἡδοναὶ εἴρηται ὅτι παρα-
πλήσιόν τι τῇ λύπῃ ποιοῦσιν· φθείρουσι γάρ, πλὴν οὐχ ὁμοίως.

31. *μᾶλλον*] *μόνον* K^b || 34. *φιλοδόκιμοι* K^b, *φιλόκοσμοι* M^b || *καὶ* om. K^b || 36. *δὴ* corr. Par. 1417: *δὲ* || 1175b, 4. *κατακούωσιν* K^b || 10. *διορῶμεν* K^b O^b, *διορῶμεν τὸ* M^b || 11. *οἷον* om. K^b M^b || 19. *γὰρ* om. L^b || 20. *τὰς*] *τῆς* pr. K^b || 22. *εἴρηνται* K^b M^b O^b.

(V)

διαφερουσῶν δὲ τῶν ἐνεργειῶν ἐπιεικείᾳ καὶ φαυλότητι, 6
καὶ τῶν μὲν αἱρετῶν οὐσῶν τῶν δὲ φευκτῶν τῶν δ᾽ οὐδε-
τέρων, ὁμοίως ἔχουσιν καὶ αἱ ἡδοναί· καθ᾽ ἑκάστην γὰρ
ἐνέργειαν οἰκεία ἡδονὴ ἔστιν. ἡ μὲν οὖν τῇ σπουδαίᾳ
οἰκεία ἐπιεικής, ἡ δὲ τῇ φαύλῃ μοχθηρά· καὶ γὰρ αἱ ἐπι-
θυμίαι τῶν μὲν καλῶν ἐπαινεταί, τῶν δ᾽ αἰσχρῶν ψεκταί.
οἰκειότεραι δὲ ταῖς ἐνεργείαις αἱ ἐν αὐταῖς ἡδοναὶ τῶν ὀρέ-
ξεων· αἳ μὲν γὰρ διωρισμέναι εἰσὶν καὶ τοῖς χρόνοις καὶ τῇ
φύσει, αἳ δὲ σύνεγγυς ταῖς ἐνεργείαις, καὶ ἀδιόριστοι οὕτως
ὥστ᾽ ἔχειν ἀμφισβήτησιν εἰ ταὐτόν ἐστιν ἡ ἐνέργεια τῇ ἡδονῇ.
οὐ μὴν ἔοικέν γε ἡ ἡδονὴ διάνοια εἶναι οὐδ᾽ αἴσθησις (ἄτοπον 7
γάρ), ἀλλὰ διὰ τὸ μὴ χωρίζεσθαι φαίνεταί τισι ταὐτόν.
ὥσπερ οὖν αἱ ἐνέργειαι ἕτεραι, καὶ αἱ ἡδοναί. διαφέρει δὲ ἡ
1176 a ὄψις ἁφῆς καθαριότητι, καὶ ἀκοὴ καὶ ὄσφρησις γεύσεως·
ὁμοίως δὴ διαφέρουσιν καὶ αἱ ἡδοναί, καὶ τούτων αἱ περὶ τὴν
διάνοιαν, καὶ ἑκάτεραι ἀλλήλων. δοκεῖ δ᾽ εἶναι ἑκάστῳ ζῴῳ 8
καὶ ἡδονὴ οἰκεία, ὥσπερ καὶ ἔργον· ἡ γὰρ κατὰ τὴν ἐνέρ-
γειαν. καὶ ἐφ᾽ ἑκάστῳ δὲ θεωροῦντι τοῦτ᾽ ἂν φανείη· ἑτέρα
γὰρ ἵππου ἡδονὴ καὶ κυνὸς καὶ ἀνθρώπου, καθάπερ Ἡράκλει-
τός φησιν ὄνον σύρματ᾽ ἂν ἑλέσθαι μᾶλλον ἢ χρυσόν· ἥδιον
γὰρ χρυσοῦ τροφὴ ὄνοις. αἱ μὲν οὖν τῶν ἑτέρων τῷ εἴδει
διαφέρουσιν εἴδει, τὰς δὲ τῶν αὐτῶν ἀδιαφόρους εὔλογον εἶναι.
διαλλάττουσι δ᾽ οὐ σμικρὸν ἐπί γε τῶν ἀνθρώπων· τὰ γὰρ 9
αὐτὰ τοὺς μὲν τέρπει τοὺς δὲ λυπεῖ, καὶ τοῖς μὲν λυπηρὰ
καὶ μισητά ἐστι τοῖς δὲ ἡδέα καὶ φιλητά. καὶ ἐπὶ γλυκέων
δὲ τοῦτο συμβαίνει· οὐ γὰρ τὰ αὐτὰ δοκεῖ τῷ πυρέττοντι
καὶ τῷ ὑγιαίνοντι, οὐδὲ θερμὸν εἶναι τῷ ἀσθενεῖ καὶ τῷ
εὐεκτικῷ. ὁμοίως δὲ τοῦτο καὶ ἐφ᾽ ἑτέρων συμβαίνει. δοκεῖ 10
δ᾽ ἐν ἅπασι τοῖς τοιούτοις εἶναι τὸ φαινόμενον τῷ σπουδαίῳ.

26. *αἱ* om. K^b ‖ 29. *τῶν αἰσχρῶν δὲ* $K^b O^b$ ‖ 1176 a, 2. *δὲ* $K^b M^b O^b$ ‖ *καὶ αἱ*] *καὶ* O^b et pr. K^b ‖ 7. *ὄνους* K^b ‖ 10. *σμικροῖς* K^b ‖ 11. *τέρπει* — 1177 a, 30. *ἱκανῶς* om. pr. K^b.

(V)

εἰ δὲ τοῦτο καλῶς λέγεται, καθάπερ δοκεῖ, καὶ ἔστιν ἑκάστου μέτρον ἡ ἀρετὴ καὶ ὁ ἀγαθός, ᾗ τοιοῦτος, καὶ ἡδοναὶ εἶεν ἂν αἱ τούτῳ φαινόμεναι καὶ ἡδέα οἷς οὗτος χαίρει. τὰ δὲ τούτῳ δυσχερῆ εἴ τῳ φαίνεται ἡδέα, οὐδὲν θαυμαστόν· πολλαὶ γὰρ φθοραὶ καὶ λῦμαι ἀνθρώπων γίνονται· ἡδέα δ' οὐκ

11 ἔστιν, ἀλλὰ τούτοις καὶ τοῖς οὕτω διακειμένοις. τὰς μὲν οὖν ὁμολογουμένως αἰσχρὰς δῆλον ὡς οὐ φατέον ἡδονὰς εἶναι, πλὴν τοῖς διεφθαρμένοις· τῶν δ' ἐπιεικῶν εἶναι δοκουσῶν ποίαν ἢ τίνα φατέον τοῦ ἀνθρώπου εἶναι; ἢ ἐκ τῶν ἐνεργειῶν δῆλον; ταύταις γὰρ ἕπονται αἱ ἡδοναί. εἴτ' οὖν μία ἐστὶν εἴτε πλείους αἱ τοῦ τελείου καὶ μακαρίου ἀνδρός, αἱ ταύτας τελειοῦσαι ἡδοναὶ κυρίως λέγοιντ' ἂν ἀνθρώπου ἡδοναὶ εἶναι, αἱ δὲ λοιπαὶ δευτέρως καὶ πολλοστῶς, ὥσπερ αἱ ἐνέργειαι.

VI εἰρημένων δὲ τῶν περὶ τὰς ἀρετάς τε καὶ φιλίας καὶ 6
ἡδονάς, λοιπὸν περὶ εὐδαιμονίας τύπῳ διελθεῖν, ἐπειδὴ τέ- 31
λος αὐτὴν τίθεμεν τῶν ἀνθρωπίνων. ἀναλαβοῦσι δὲ τὰ προει-

2 ρημένα συντομώτερος ἂν εἴη ὁ λόγος. εἴπομεν δ' ὅτι οὐκ ἔστιν ἕξις· καὶ γὰρ τῷ καθεύδοντι διὰ βίου ὑπάρχοι ἄν, φυτῶν ζῶντι βίον, καὶ τῷ δυστυχοῦντι τὰ μέγιστα. εἰ δὴ ταῦτα
μὴ ἀρέσκει, ἀλλὰ μᾶλλον εἰς ἐνέργειάν τινα θετέον, καθά- 1176b
περ ἐν τοῖς πρότερον εἴρηται, τῶν δ' ἐνεργειῶν αἳ μέν εἰσιν ἀναγκαῖαι καὶ δι' ἕτερα αἱρεταὶ αἳ δὲ καθ' αὑτάς, δῆλον ὅτι τὴν εὐδαιμονίαν τῶν καθ' αὑτὰς αἱρετῶν τινα θετέον καὶ οὐ τῶν δι' ἄλλο· οὐδενὸς γὰρ ἐνδεὴς ἡ εὐδαιμονία ἀλλ' αὐτάρ-

3 κης. καθ' αὑτὰς δ' εἰσὶν αἱρεταὶ ἀφ' ὧν μηδὲν ἐπιζητεῖται παρὰ τὴν ἐνέργειαν. τοιαῦται δ' εἶναι δοκοῦσιν αἱ κατ' ἀρετὴν πράξεις· τὰ γὰρ καλὰ καὶ σπουδαῖα πράττειν τῶν δι' αὑτὰ αἱρετῶν. καὶ τῶν παιδιῶν δὲ αἱ ἡδεῖαι· οὐ γὰρ δι' ἕτερα αὐτὰς αἱροῦνται· βλάπτονται γὰρ ἀπ' αὐτῶν μᾶλλον

18. ὁ add. Aldina ‖ 22. τοῖς add. M^b ‖ ὁμολογουμένας M^b ‖ 29. αἱ] καὶ αἱ Heliodorus ‖ 30. τε om. L^b ‖ 32. δὲ $L^b O^b$: δὴ $K^b M^b$ ‖ 34. φυτοῦ O^b.

(VI)

ἢ ὠφελοῦνται, ἀμελοῦντες τῶν σωμάτων καὶ τῆς κτήσεως.
καταφεύγουσι δ' ἐπὶ τὰς τοιαύτας διαγωγὰς τῶν εὐδαιμο-
νιζομένων οἱ πολλοί, διὸ παρὰ τοῖς τυράννοις εὐδοκιμοῦσιν
οἱ ἐν ταῖς τοιαύταις διαγωγαῖς εὐτράπελοι· ὧν γὰρ ἐφίεν-
ται, ἐν τούτοις παρέχουσι σφᾶς αὐτοὺς ἡδεῖς· δέονται δὲ τοιού-
των. δοκεῖ μὲν οὖν εὐδαιμονικὰ ταῦτα εἶναι διὰ τὸ τοὺς ἐν
δυναστείαις ἐν τούτοις ἀποσχολάζειν, οὐδὲν δὲ ἴσως σημεῖον 4
οἱ τοιοῦτοι εἰσίν· οὐ γὰρ ἐν τῷ δυναστεύειν ἡ ἀρετὴ οὐδ' ὁ νοῦς,
ἀφ' ὧν αἱ σπουδαῖαι ἐνέργειαι· οὐδ' εἰ ἄγευστοι οὗτοι ὄντες
ἡδονῆς εἰλικρινοῦς καὶ ἐλευθερίου ἐπὶ τὰς σωματικὰς κατα-
φεύγουσιν, διὰ τοῦτο ταύτας οἰητέον αἱρετωτέρας εἶναι· καὶ
γὰρ οἱ παῖδες τὰ παρ' αὐτοῖς τιμώμενα κράτιστα οἴονται
εἶναι. εὔλογον δή, ὥσπερ παισὶ καὶ ἀνδράσιν ἕτερα φαί-
νεται τίμια, οὕτω καὶ φαύλοις καὶ ἐπιεικέσιν. καθάπερ οὖν 5
πολλάκις εἴρηται, καὶ τίμια καὶ ἡδέα ἐστὶ τὰ τῷ σπουδαίῳ
τοιαῦτα ὄντα· ἑκάστῳ δὲ ἡ κατὰ τὴν οἰκείαν ἕξιν αἱρετω-
τάτη ἐνέργεια, καὶ τῷ σπουδαίῳ δὴ ἡ κατὰ τὴν ἀρετήν. οὐκ 6
ἐν παιδιᾷ ἄρα ἡ εὐδαιμονία. καὶ γὰρ ἄτοπον τὸ τέλος εἶναι
παιδιάν, καὶ πραγματεύεσθαι καὶ κακοπαθεῖν τὸν βίον
ἅπαντα τοῦ παίζειν χάριν. ἅπαντα γὰρ ὡς εἰπεῖν ἑτέρου
ἕνεκα αἱρούμεθα πλὴν τῆς εὐδαιμονίας· τέλος γὰρ αὕτη.
σπουδάζειν δὲ καὶ πονεῖν παιδιᾶς χάριν ἠλίθιον φαίνεται καὶ
λίαν παιδικόν· παίζειν δ' ὅπως σπουδάζῃ, κατ' Ἀνάχαρσιν,
ὀρθῶς ἔχειν δοκεῖ. ἀναπαύσει γὰρ ἔοικεν ἡ παιδιά, ἀδυνα-
τοῦντες δὲ συνεχῶς πονεῖν ἀναπαύσεως δέονται. οὐ δὴ τέλος
1177a ἡ ἀνάπαυσις· γίνεται γὰρ ἕνεκα τῆς ἐνεργείας. δοκεῖ δ' ὁ
εὐδαίμων βίος κατ' ἀρετὴν εἶναι· οὗτος δὲ μετὰ σπουδῆς,
ἀλλ' οὐκ ἐν παιδιᾷ. βελτίω τε λέγομεν τὰ σπουδαῖα τῶν 7
γελοίων καὶ τῶν μετὰ παιδιᾶς, καὶ τοῦ βελτίονος ἀεὶ καὶ

1176b, 15. τοιούτων] τούτων $L^b O^b$ ‖ 18. οὐδ' ὁ $K^b L^b$: ὁ δὲ $M^b O^b$ ‖ 27. δὴ ἡ Par. 1417: δὲ ἡ $K^b O^b$, δὲ $L^b M^b$ ‖ 28. τὸ om. M^b ‖ 1177a, 1. θ' ὁ Susemihl ‖ 4. τῶν add. L^b.

(VI)
μορίου καὶ ἀνθρώπου σπουδαιοτέραν τὴν ἐνέργειαν· ἡ δὲ τοῦ
8 βελτίονος κρείττων καὶ εὐδαιμονικωτέρα ἤδη. ἀπολαύσειέ
τ' ἂν τῶν σωματικῶν ἡδονῶν ὁ τυχὼν καὶ ἀνδράποδον οὐχ
ἧττον τοῦ ἀρίστου· εὐδαιμονίας δ' οὐδεὶς ἀνδραπόδῳ μεταδίδωσιν, εἰ μὴ καὶ βίου. οὐ γὰρ ἐν ταῖς τοιαύταις διαγωγαῖς ἡ
εὐδαιμονία, ἀλλ' ἐν ταῖς κατ' ἀρετὴν ἐνεργείαις, καθάπερ
καὶ πρότερον εἴρηται.

VII εἰ δ' ἐστὶν ἡ εὐδαιμονία κατ' ἀρετὴν ἐνέργεια, εὔλογον 7
κατὰ τὴν κρατίστην· αὕτη δ' ἂν εἴη τοῦ ἀρίστου. εἴτε δὴ νοῦς
τοῦτο εἴτε ἄλλο τι, ὃ δὴ κατὰ φύσιν δοκεῖ ἄρχειν καὶ ἡγεῖσθαι καὶ ἔννοιαν ἔχειν περὶ καλῶν καὶ θείων, εἴτε θεῖον ὂν
καὶ αὐτὸ εἴτε τῶν ἐν ἡμῖν τὸ θειότατον, ἡ τούτου ἐνέργεια
κατὰ τὴν οἰκείαν ἀρετὴν εἴη ἂν ἡ τελεία εὐδαιμονία. ὅτι
2 δ' ἐστὶ θεωρητική, εἴρηται. ὁμολογούμενον δὲ τοῦτ' ἂν δόξειεν
εἶναι καὶ τοῖς πρότερον καὶ τῷ ἀληθεῖ. κρατίστη τε γὰρ
αὕτη ἐστὶν ἡ ἐνέργεια· καὶ γὰρ ὁ νοῦς τῶν ἐν ἡμῖν, καὶ τῶν
γνωστῶν, περὶ ἃ ὁ νοῦς. ἔτι δὲ συνεχεστάτη· θεωρεῖν τε γὰρ
3 δυνάμεθα συνεχῶς μᾶλλον ἢ πράττειν ὁτιοῦν. οἰόμεθά τε
δεῖν ἡδονὴν παραμεμῖχθαι τῇ εὐδαιμονίᾳ, ἡδίστη δὲ τῶν
κατ' ἀρετὴν ἐνεργειῶν ἡ κατὰ τὴν σοφίαν ὁμολογουμένως
ἐστίν· δοκεῖ γοῦν ἡ φιλοσοφία θαυμαστὰς ἡδονὰς ἔχειν καθαριότητι καὶ τῷ βεβαίῳ, εὔλογον δὲ τοῖς εἰδόσι τῶν ζη-
4 τούντων ἡδίω τὴν διαγωγὴν εἶναι. ἥ τε λεγομένη αὐτάρκεια
περὶ τὴν θεωρητικὴν μάλιστ' ἂν εἴη· τῶν μὲν γὰρ πρὸς τὸ
ζῆν ἀναγκαίων καὶ σοφὸς καὶ δίκαιος καὶ οἱ λοιποὶ δέονται,
τοῖς δὲ τοιούτοις ἱκανῶς κεχορηγημένων ὁ μὲν δίκαιος δεῖται
πρὸς οὓς δικαιοπραγήσει καὶ μεθ' ὧν, ὁμοίως δὲ καὶ ὁ σώ-

5. *σπουδαιοτέρου* M^b, *σπουδαιοτάτην* L^b ‖ *ᾗ* Coraes ‖ 9. *οὐκ ἆρ'* Susemihl ‖ 17. *ὅτι* — 18. *εἴρηται*] „at haec nusquam sic leguntur: lacunae igitur habes in libro sexto indicium" Susemihl praepropere ‖ 19. *τε* om. M^b O^b ‖ 25. *καθαρειότητι* L^b O^b, *καθαρσιότητι* M^b ‖ 30. *τῶν δὲ τοιούτων* L^b.

(VII)

φρων καὶ ὁ ἀνδρεῖος καὶ τῶν ἄλλων ἕκαστος, ὁ δὲ σοφὸς
καὶ καθ' αὑτὸν ὢν δύναται θεωρεῖν, καὶ ὅσῳ ἂν σοφώτερος
ᾖ, μᾶλλον· βέλτιον δ' ἴσως συνεργοὺς ἔχων, ἀλλ' ὅμως
1177b αὐταρκέστατος. δόξαι τ' ἂν αὐτὴ μόνη δι' αὑτὴν ἀγαπᾶ- 5
σθαι· οὐδὲν γὰρ ἀπ' αὐτῆς γίνεται παρὰ τὸ θεωρῆσαι, ἀπὸ
δὲ τῶν πρακτικῶν ἢ πλεῖον ἢ ἔλαττον περιποιούμεθα παρὰ τὴν
πρᾶξιν. δοκεῖ τε ἡ εὐδαιμονία ἐν τῇ σχολῇ εἶναι· ἀσχο- 6
λούμεθα γὰρ ἵνα σχολάζωμεν, καὶ πολεμοῦμεν ἵνα εἰρήνην
ἄγωμεν. τῶν μὲν οὖν πρακτικῶν ἀρετῶν ἐν τοῖς πολιτικοῖς
ἢ ἐν τοῖς πολεμικοῖς ἡ ἐνέργεια· αἱ δὲ περὶ ταῦτα πράξεις
δοκοῦσιν ἄσχολοι εἶναι, αἱ μὲν πολεμικαὶ καὶ παντελῶς,
οὐδεὶς γὰρ αἱρεῖται τὸ πολεμεῖν τοῦ πολεμεῖν ἕνεκα, οὐδὲ πα-
ρασκευάζει πόλεμον· δόξαι γὰρ ἂν παντελῶς μιαιφόνος
τις εἶναι, εἰ τοὺς φίλους πολεμίους ποιοῖτο, ἵνα μάχαι καὶ
φόνοι γίνοιντο. ἔστι δὲ καὶ ἡ τοῦ πολιτικοῦ ἄσχολος, καὶ
παρ' αὐτὸ τὸ πολιτεύεσθαι περιποιουμένη δυναστείας καὶ τι-
μὰς ἢ τήν γε εὐδαιμονίαν αὑτῷ καὶ τοῖς πολίταις, ἑτέραν
οὖσαν τῆς πολιτικῆς, ἣν καὶ ζητοῦμεν δῆλον ὡς ἑτέραν οὖσαν.
εἰ δὴ τῶν μὲν κατὰ τὰς ἀρετὰς πράξεων αἱ πολιτικαὶ καὶ 7
πολεμικαὶ κάλλει καὶ μεγέθει προέχουσιν, αὗται δ' ἄσχο-
λοι καὶ τέλους τινὸς ἐφίενται καὶ οὐ δι' αὑτὰς αἱρεταί εἰσιν,
ἡ δὲ τοῦ νοῦ ἐνέργεια σπουδῇ τε διαφέρειν δοκεῖ θεωρητικὴ
οὖσα, καὶ παρ' αὑτὴν οὐδενὸς ἐφίεσθαι τέλους, ἔχειν τε ἡδονὴν

34. *ἔχειν* M^b ‖ 1177b, 1. *δόξαι τ'* K^b: *δόξειε δ'* ‖ 3. *πρακτῶν* $L^b M^b O^b$ ‖ *περὶ* $L^b M^b$ ‖ 6. *τῶν* — 8. *παντελῶς* post 12. *γίνοιντο* tri. Rassow ‖ 9. *παρασκευάζειν* $L^b M^b$ ‖ 12. *γίνηται* $K^b O^b$, *γίνωνται* M^b ‖ 14. *ἑτέραν* — 15. *πολιτικῆς* secl. Gifanius ‖ 15. *ἣν καὶ ζητοῦμεν* post *οὖσαν* tri. Gifanius ‖ *δῆλον* — *οὖσαν* secl. Zell, tuetur Rassow ‖ 19. *σχολῇ* Vermehren ‖ 20. *ἔχειν τε*] *καὶ ἔχειν τὴν* K^b.

(VII)

τελείαν οἰκείαν (αὕτη δὲ συναύξει τὴν ἐνέργειαν), καὶ τὸ αὔταρκες δὴ καὶ σχολαστικὸν καὶ ἄτρυτον ὡς ἀνθρώπῳ καὶ ὅσα ἄλλα τῷ μακαρίῳ ἀπονέμεται κατὰ ταύτην τὴν ἐνέργειαν φαίνεται ὄντα· ἡ τελεία δὴ εὐδαιμονία αὕτη ἂν εἴη ἀνθρώπου, λαβοῦσα μῆκος βίου τέλειον. οὐδὲν γὰρ ἀτελές ἐστιν

8 τῶν τῆς εὐδαιμονίας. ὁ δὲ τοιοῦτος ἂν εἴη βίος κρείττων ἢ κατ' ἄνθρωπον· οὐ γὰρ ᾗ ἄνθρωπός ἐστιν οὕτως βιώσεται, ἀλλ' ᾗ θεῖόν τι ἐν αὐτῷ ὑπάρχει· ὅσῳ δὲ διαφέρει τοῦτο τοῦ συνθέτου, τοσούτῳ καὶ ἡ ἐνέργεια τῆς κατὰ τὴν ἄλλην ἀρετήν. εἰ δὴ θεῖον ὁ νοῦς πρὸς τὸν ἄνθρωπον, καὶ ὁ κατὰ τοῦτον βίος θεῖος πρὸς τὸν ἀνθρώπινον βίον. οὐ χρὴ δὲ κατὰ τοὺς παραινοῦντας ἀνθρώπινα φρονεῖν ἄνθρωπον ὄντα οὐδὲ θνητὰ τὸν θνητόν, ἀλλ' ἐφ' ὅσον ἐνδέχεται ἀθανατίζειν καὶ πάντα ποιεῖν πρὸς τὸ ζῆν κατὰ τὸ κράτιστον τῶν ἐν αὐτῷ· εἰ γὰρ καὶ τῷ ὄγκῳ μικρόν ἐστι, δυνάμει καὶ τιμιότητι πολὺ μᾶλλον 1178a

9 πάντων ὑπερέχει. δόξειε δ' ἂν καὶ εἶναι ἕκαστος τοῦτο, εἴπερ τὸ κύριον καὶ ἄμεινον· ἄτοπον οὖν γίνοιτ' ἄν, εἰ μὴ τὸν αὑτοῦ βίον αἱροῖτο ἀλλά τινος ἄλλου. τὸ λεχθέν τε πρότερον ἁρμόσει καὶ νῦν· τὸ γὰρ οἰκεῖον ἑκάστῳ τῇ φύσει κράτιστον καὶ ἥδιστόν ἐστιν ἑκάστῳ. καὶ τῷ ἀνθρώπῳ δὴ ὁ κατὰ τὸν νοῦν βίος, εἴπερ τοῦτο μάλιστα ἄνθρωπος. οὗτος ἄρα καὶ εὐδαιμονέστατος.

VIII δευτέρως δ' ὁ κατὰ τὴν ἄλλην ἀρετήν· αἱ γὰρ κατὰ ταύτην ἐνέργειαι ἀνθρωπικαί· δίκαια γὰρ καὶ ἀνδρεῖα καὶ

21. τελείως οἰκείαν O^b, οἰκείαν L^b ‖ 22. δὲ $M^b O^b$ ‖ ἀνθρώπινον $L^b O^b$ ‖ 23. κατὰ] τὰ κατὰ $K^b M^b$ ‖ 24. ἀνθρώπωι K^b ‖ 28. ὅσῳ — 29. ἀρετήν secl. Ramsauer ‖ ὅσον et 29. τοσοῦτον K^b ‖ 33. ἀποθανατίζειν L^b ‖ 1178a, 1. τελειότητι O^b, ποιότητι K^b ‖ 2. δ' om. $K^b M^b$ ‖ εἶναι ἕκαστον $M^b O^b$, ἕκαστος εἶναι L^b ‖ 9. κατ' αὐτὴν $L^b O^b$.

(VIII)

τὰ ἄλλα τὰ κατὰ τὰς ἀρετὰς πρὸς ἀλλήλους πράττομεν ἐν
συναλλάγμασιν καὶ χρείαις καὶ πράξεσι παντοίαις ἔν τε
τοῖς πάθεσι διατηροῦντες τὸ πρέπον ἑκάστῳ, ταῦτα δ' εἶναι
φαίνεται πάντα ἀνθρωπικά. ἔνια δὲ καὶ συμβαίνειν ἀπὸ 2
τοῦ σώματος δοκεῖ, καὶ πολλὰ συνῳκειῶσθαι τοῖς πάθεσιν
ἡ τοῦ ἤθους ἀρετή. συνέζευκται δὲ καὶ ἡ φρόνησις τῇ τοῦ 3
ἤθους ἀρετῇ, καὶ αὕτη τῇ φρονήσει, εἴπερ αἱ μὲν τῆς φρο-
νήσεως ἀρχαὶ κατὰ τὰς ἠθικάς εἰσιν ἀρετάς, τὸ δ' ὀρθὸν
τῶν ἠθικῶν κατὰ τὴν φρόνησιν. συνηρτημέναι δ' αὗται καὶ
τοῖς πάθεσι περὶ τὸ σύνθετον ἂν εἶεν· αἱ δὲ τοῦ συνθέτου ἀρε-
ταὶ ἀνθρωπικαί. καὶ ὁ βίος δὴ ὁ κατ' αὐτὰς καὶ ἡ εὐδαι-
μονία. ἡ δὲ τοῦ νοῦ κεχωρισμένη· τοσοῦτον γὰρ περὶ αὐτῆς
εἰρήσθω· διακριβῶσαι γὰρ μεῖζον τοῦ προκειμένου ἐστίν.

δόξειε δ' ἂν καὶ τῆς ἐκτὸς χορηγίας ἐπὶ μικρὸν ἢ ἐπ' ἔλατ- 4
τον δεῖσθαι τῆς ἠθικῆς. τῶν μὲν γὰρ ἀναγκαίων ἀμφοῖν χρεία
καὶ ἐξ ἴσου ἔστω, εἰ καὶ μᾶλλον διαπονεῖ περὶ τὸ σῶμα ὁ
πολιτικός, καὶ ὅσα τοιαῦτα (μικρὸν γὰρ ἄν τι διαφέροι)·
πρὸς δὲ τὰς ἐνεργείας πολὺ διοίσει. τῷ μὲν γὰρ ἐλευθερίῳ
δεήσει χρημάτων πρὸς τὸ πράττειν τὰ ἐλευθέρια, καὶ τῷ
δικαίῳ δὴ εἰς τὰς ἀνταποδόσεις (αἱ γὰρ βουλήσεις ἄδηλοι,
προσποιοῦνται δὲ καὶ οἱ μὴ δίκαιοι βούλεσθαι δικαιοπραγεῖν),
τῷ ἀνδρείῳ δὲ δυνάμεως, εἴπερ ἐπιτελεῖ τι τῶν κατὰ τὴν

11. τὰ ante ἄλλα add. L^b ‖ 12. καὶ ⟨ταῖς⟩ πράξεσι post 13. πάθεσι tri. Rassow ‖ 17. αὐτῆι K^b ‖ 19. συνηρτημένη δ' αὐταῖς K^b ‖ συνηρτημέναι δὲ ταύτῃ τε καὶ Ramsauer ‖ 20. περὶ] καὶ περὶ M^b ‖ 21. κατ' αὐτὰς $L^b O^b$: κατὰ ταύτας $K^b M^b$ ‖ 23. εἴρη-ται $K^b O^b$ ‖ ἀκριβῶσαι K^b ‖ γὰρ] δὲ codex Victorii ‖ 24. δόξειε — b, 32. τις verbis similia repeti atque iam 1177a, 12 — 1178a, 8 exposita sunt, monuit Rassow ‖ 24. ἐπὶ] ἢ ἐπὶ $K^b M^b$ ‖ ἔλαττον γε δεῖσθαι Ramsauer ‖ 27. διαφέρῃ $L^b O^b$, διαφέρειν K^b ‖ 28. συνδιοίσει K^b ‖ 30. δὲ Rassow ‖ 32. τὴν add. K^b.

(VIII)
ἀρετήν, καὶ τῷ σώφρονι ἐξουσίας. πῶς γὰρ δῆλος ἔσται ἢ
5 οὗτος ἢ τῶν ἄλλων τις; ἀμφισβητεῖταί τε πότερον κυριώτε-
ρον τῆς ἀρετῆς ἡ προαίρεσις ἢ αἱ πράξεις, ὡς ἐν ἀμφοῖν
οὔσης· τὸ δὴ τέλειον δῆλον ὡς ἐν ἀμφοῖν ἂν εἴη· πρὸς δὲ 1178b
τὰς πράξεις πολλῶν δεῖται, καὶ ὅσῳ ἂν μείζους ὦσιν καὶ
6 καλλίους, πλειόνων. τῷ δὲ θεωροῦντι οὐδενὸς τῶν τοιούτων
πρός γε τὴν ἐνέργειαν χρεία, ἀλλ' ὡς εἰπεῖν καὶ ἐμπόδιά ἐστιν
πρός γε τὴν θεωρίαν· ᾗ δ' ἄνθρωπός ἐστιν καὶ πλείοσι συζῇ,
αἱρεῖται τὰ κατὰ τὴν ἀρετὴν πράττειν· δεήσεται οὖν τῶν τοιού-
7 των πρὸς τὸ ἀνθρωπεύεσθαι. — ἡ δὲ τελεία εὐδαιμονία ὅτι θεω-
ρητική τίς ἐστιν ἐνέργεια, καὶ ἐντεῦθεν ἂν φανείη. τοὺς θεοὺς
γὰρ μάλιστα ὑπειλήφαμεν μακαρίους καὶ εὐδαίμονας εἶναι·
πράξεις δὲ ποίας ἀπονεῖμαι χρεὼν αὐτοῖς; πότερα τὰς δι-
καίας; ἢ γελοῖοι φανοῦνται συναλλάττοντες καὶ παρακατα-
θήκας ἀποδιδόντες καὶ ὅσα τοιαῦτα; ἀλλὰ τὰς ἀνδρείους,
ὑπομένοντας τὰ φοβερὰ καὶ κινδυνεύοντας ὅτι καλόν; ἢ
τὰς ἐλευθερίους; τίνι δὲ δώσουσιν; ἄτοπον δ' εἰ καὶ ἔσται
αὐτοῖς νόμισμα ἤ τι τοιοῦτον. αἱ δὲ σώφρονες τί ἂν εἶεν;
ἢ φορτικὸς ὁ ἔπαινος, ὅτι οὐκ ἔχουσιν φαύλας ἐπιθυμίας;
διεξιοῦσι δὲ πάντα φαίνοιτ' ἂν τὰ περὶ τὰς πράξεις μικρὰ
καὶ ἀνάξια θεῶν. ἀλλὰ μὴν ζῆν τε πάντες ὑπειλήφασιν
αὐτούς, καὶ ἐνεργεῖν ἄρα· οὐ γὰρ δὴ καθεύδειν ὥσπερ τὸν
Ἐνδυμίωνα. τῷ δὴ ζῶντι τοῦ πράττειν ἀφαιρουμένου, ἔτι δὲ
μᾶλλον τοῦ ποιεῖν, τί λείπεται πλὴν θεωρία; ὥστε ἡ τοῦ θεοῦ
ἐνέργεια, μακαριότητι διαφέρουσα, θεωρητικὴ ἂν εἴη. καὶ
τῶν ἀνθρωπίνων δὴ ἡ ταύτῃ συγγενεστάτη εὐδαιμονικωτάτη. —

34. ζητεῖται L^b ‖ τε K^b: δὲ ‖ 1178b, 6. τὸ M^b, καὶ τὰ O^b ‖ κατὰ τὴν] κατ' $L^b M^b O^b$ ‖ 7. δὲ] γὰρ Zell ‖ 12. ὅσα ἄλλα τοιαῦτα L^b ‖ 15. αἱ] εἰ $K^b M^b O^b$ ‖ 18. τε] γε Coraes, Eucken, om. $M^b O^b$ ‖ 20. δὲ Heliodorus ‖ ἀφῃρημένῳ $L^b O^b$ ‖ 21. τοῦ] τοῦτο K^b ‖ θεωρίας $L^b O^b$ ‖ 23. δὴ ἂν εἴη ἡ K^b.

(VIII)

σημεῖον δὲ καὶ τὸ μὴ μετέχειν τὰ λοιπὰ ζῷα εὐδαιμονίας, 8
τῆς τοιαύτης ἐνεργείας ἐστερημένα τελείως. τοῖς μὲν γὰρ
θεοῖς ἅπας ὁ βίος μακάριος, τοῖς δ' ἀνθρώποις, ἐφ' ὅσον
ὁμοίωμά τι τῆς τοιαύτης ἐνεργείας ὑπάρχει· τῶν δ' ἄλλων
ζῴων οὐδὲν εὐδαιμονεῖ, ἐπειδὴ οὐδαμῇ κοινωνεῖ θεωρίας. ἐφ'
ὅσον δὴ διατείνει ἡ θεωρία, καὶ ἡ εὐδαιμονία, καὶ οἷς μᾶλ-
λον ὑπάρχει τὸ θεωρεῖν, καὶ εὐδαιμονεῖν, οὐ κατὰ συμβε-
βηκὸς ἀλλὰ κατὰ τὴν θεωρίαν· αὕτη γὰρ καθ' αὑτὴν τι-
μία. ὥστ' εἴη ἂν ἡ εὐδαιμονία θεωρία τις.

9 δεήσει δὲ καὶ τῆς ἐκτὸς εὐημερίας ἀνθρώπῳ ὄντι· οὐ γὰρ 9
αὐτάρκης ἡ φύσις πρὸς τὸ θεωρεῖν, ἀλλὰ δεῖ καὶ τὸ σῶμα
ὑγιαίνειν καὶ τροφὴν καὶ τὴν λοιπὴν θεραπείαν ὑπάρχειν.
1179a οὐ μὴν οἰητέον γε πολλῶν καὶ μεγάλων δεήσεσθαι τὸν εὐδαι-
μονήσοντα, εἰ μὴ ἐνδέχεται ἄνευ τῶν ἐκτὸς ἀγαθῶν μακά-
ριον εἶναι· οὐ γὰρ ἐν τῇ ὑπερβολῇ τὸ αὔταρκες οὐδ' ἡ πρᾶ-
ξις, δυνατὸν δὲ καὶ μὴ ἄρχοντα γῆς καὶ θαλάττης πράττειν 10
τὰ καλά· καὶ γὰρ ἀπὸ μετρίων δύναιτ' ἄν τις πράττειν
κατὰ τὴν ἀρετήν. τοῦτο δ' ἔστιν ἰδεῖν ἐναργῶς· οἱ γὰρ ἰδιῶ-
ται τῶν δυναστῶν οὐχ ἧττον δοκοῦσι τὰ ἐπιεικῆ πράττειν,
ἀλλὰ καὶ μᾶλλον. ἱκανὸν δὲ τοσαῦτα ὑπάρχειν· ἔσται γὰρ
ὁ βίος εὐδαίμων τοῦ κατὰ τὴν ἀρετὴν ἐνεργοῦντος. καὶ Σόλων 11
δὲ τοὺς εὐδαίμονας ἴσως ἀπεφαίνετο καλῶς, εἰπὼν μετρίως
τοῖς ἐκτὸς κεχορηγημένους, πεπραγότας δὲ τὰ κάλλισθ', ὡς
ᾤετο, καὶ βεβιωκότας σωφρόνως· ἐνδέχεται γὰρ μέτρια

26. post μακάριος Mᵇ Oᵇ add. τοιαύτης οὔσης τῆς ἐνεργείας ‖ 30. καὶ τὸ εὐδαιμονεῖν Ramsauer ‖ 31. κατ' αὐτὴν Kᵇ ‖ 1179a, 3. ἡ πρᾶξις] ἡ κρίσις οὐδ' ἡ πρᾶξις Lᵇ, ἡ κρίσις οὐδ' αἱ πράξεις Mᵇ Oᵇ, ἡ χρῆσις οὐδ' ἡ πρᾶξις Berg ‖ 4. ἄρχοντας Lᵇ Oᵇ ‖ 6. κατὰ] τὰ κατὰ Mᵇ Oᵇ ‖ 8. δὴ Berg ‖ 11. τὰ om. Kᵇ ‖ κάλλισθ', ὡς] κάλλιστ' Kᵇ ‖ 12. ᾤετο] οἷόν τε Lambinus.

(VIII)

κεκτημένους πράττειν ἃ δεῖ. ἔοικεν δὲ καὶ Ἀναξαγόρας οὐ πλούσιον οὐδὲ δυνάστην ὑπολαβεῖν τὸν εὐδαίμονα, εἰπὼν ὅτι οὐκ ἂν θαυμάσειεν εἴ τις ἄτοπος φανείη τοῖς πολλοῖς· οὗτοι

12 *γὰρ κρίνουσιν τοῖς ἐκτός, τούτων αἰσθανόμενοι μόνον. συμφωνεῖν δὴ τοῖς λόγοις ἐοίκασιν αἱ τῶν σοφῶν δόξαι. πίστιν μὲν οὖν καὶ τὰ τοιαῦτα ἔχει τινά, τὸ δ' ἀληθὲς ἐν τοῖς πρακτικοῖς ἐκ τῶν ἔργων καὶ τοῦ βίου κρίνεται· ἐν τούτοις γὰρ τὸ κύριον. σκοπεῖν δὴ τὰ προειρημένα χρὴ ἐπὶ τὰ ἔργα καὶ τὸν βίον ἐπιφέροντας, καὶ συνᾳδόντων μὲν τοῖς ἔργοις ἀποδεκτέον, διαφωνούντων δὲ λόγους ὑποληπτέον.*

13 *ὁ δὲ κατὰ νοῦν ἐνεργῶν καὶ τοῦτον θεραπεύων καὶ διακείμενος ἄριστα καὶ θεοφιλέστατος ἔοικεν· εἰ γάρ τις ἐπιμέλεια τῶν ἀνθρωπίνων ὑπὸ θεῶν γίνεται, ὥσπερ δοκεῖ, καὶ εἴη ἂν εὔλογον χαίρειν τε αὐτοὺς τῷ ἀρίστῳ καὶ τῷ συγγενεστάτῳ (τοῦτο δ' ἂν εἴη ὁ νοῦς) καὶ τοὺς ἀγαπῶντας μάλιστα τοῦτο καὶ τιμῶντας ἀντευποιεῖν ὡς τῶν φίλων αὐτοῖς ἐπιμελουμένους καὶ ὀρθῶς τε καὶ καλῶς πράττοντας. ὅτι δὲ πάντα ταῦτα τῷ σοφῷ μάλιστ' ὑπάρχει, οὐκ ἄδηλον. θεοφιλέστατος ἄρα. τὸν αὐτὸν δ' εἰκὸς καὶ εὐδαιμονέστατον· ὥστε κἂν οὕτως εἴη ὁ σοφὸς μάλιστ' εὐδαίμων.*

IX *ἆρ' οὖν εἰ περί τε τούτων καὶ τῶν ἀρετῶν, ἔτι δὲ καὶ* 10
φιλίας καὶ ἡδονῆς ἱκανῶς εἴρηται τοῖς τύποις, τέλος ἔχειν οἰητέον τὴν προαίρεσιν; ἢ καθάπερ λέγεται, οὐκ ἔστιν ἐν τοῖς πρακτοῖς τέλος τὸ θεωρῆσαι ἕκαστα καὶ γνῶναι, ἀλλὰ 1179b
2 *μᾶλλον τὸ πράττειν αὐτά; οὐδὲ δὴ περὶ ἀρετῆς ἱκανὸν τὸ*

16. *μόνων* L^b^M^b^ ‖ 18. *τὰ* om. K^b^ ‖ 19. *πρακτικοῖς* K^b^M^b^O^b^: *πρακτοῖς* L^b^ ‖ 20. *σκοπεῖν δὲ* L^b^M^b^O^b^, *δὴ σκοπεῖν* K^b^ ‖ 21. *φέροντας* K^b^M^b^ ‖ 23. *ὁ* — 32. *εὐδαίμων* secl. Ramsauer ‖ 24. *ἔοικεν εἶναι· εἰ* L^b^ ‖ 26. *καὶ τῷ*] *καὶ* K^b^O^b^ ‖ 30. *θεοφιλέστατον* K^b^M^b^ ‖ 31. *δ'* om. K^b^M^b^O^b^ ‖ 33. *τε* om. K^b^M^b^ ‖ *δὲ καὶ*] *δὲ* K^b^O^b^.

(IX)

εἰδέναι, ἀλλ' ἔχειν καὶ χρῆσθαι πειρατέον, ἢ εἴ πως ἄλλως
ἀγαθοὶ γινόμεθα. εἰ μὲν οὖν ἦσαν οἱ λόγοι αὐτάρκεις πρὸς 3
τὸ ποιῆσαι ἐπιεικεῖς, πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους δι-
καίως ἔφερον κατὰ τὸν Θέογνιν, καὶ ἔδει ἂν τούτους πορίσα-
σθαι· νῦν δὲ φαίνονται προτρέψασθαι μὲν καὶ παρορμῆσαι
τῶν νέων τοὺς ἐλευθερίους ἰσχύειν, ἦθός τ' εὐγενὲς καὶ ὡς
ἀληθῶς φιλόκαλον ποιῆσαι ἂν κατοκώχιμον ἐκ τῆς ἀρετῆς,
τοὺς δὲ πολλοὺς ἀδυνατεῖν πρὸς καλοκαγαθίαν προτρέψασθαι·
οὐ γὰρ πεφύκασιν αἰδοῖ πειθαρχεῖν ἀλλὰ φόβῳ, οὐδὲ ἀπέ- 4
χεσθαι τῶν φαύλων διὰ τὸ αἰσχρὸν ἀλλὰ διὰ τὰς τιμω-
ρίας· πάθει γὰρ ζῶντες τὰς οἰκείας ἡδονὰς διώκουσιν καὶ
δι' ὧν αὗται ἔσονται, φεύγουσι δὲ τὰς ἀντικειμένας λύπας,
τοῦ δὲ καλοῦ καὶ ὡς ἀληθῶς ἡδέος οὐδ' ἔννοιαν ἔχουσιν, ἄγευ-
στοι ὄντες. τοὺς δὴ τοιούτους τίς ἂν λόγος μεταρρυθμίσαι; οὐ 5
γὰρ οἷόν τε ἢ οὐ ῥᾴδιον τὰ ἐκ παλαιοῦ τοῖς ἤθεσι κατειλημ-
μένα λόγῳ μεταστῆσαι. ἀγαπητὸν δ' ἴσως ἐστὶν εἰ πάντων
ὑπαρχόντων δι' ὧν ἐπιεικεῖς δοκοῦμεν γίνεσθαι, μεταλάβοι-
μεν τῆς ἀρετῆς. — γίνεσθαι δ' ἀγαθοὺς οἴονται οἳ μὲν φύσει 6
οἳ δ' ἔθει οἳ δὲ διδαχῇ. τὸ μὲν οὖν τῆς φύσεως δῆλον ὡς
οὐκ ἐφ' ἡμῖν ὑπάρχει, ἀλλὰ διά τινας θείας αἰτίας τοῖς ὡς
ἀληθῶς εὐτυχέσιν ὑπάρχει· ὁ δὲ λόγος καὶ ἡ διδαχὴ μή
ποτ' οὐκ ἐν ἅπασιν ἰσχύει, ἀλλὰ δεῖ προδιειργάσθαι τοῖς
ἔθεσι τὴν τοῦ ἀκροατοῦ ψυχὴν πρὸς τὸ καλῶς χαίρειν καὶ
μισεῖν, ὥσπερ γῆν τὴν θρέψουσαν τὸ σπέρμα. οὐ γὰρ ἂν 7
ἀκούσειεν λόγου ἀποτρέποντος οὐδ' αὖ συνείη ὁ κατὰ πάθος
ζῶν· τὸν δ' οὕτως ἔχοντα πῶς οἷόν τε μεταπεῖσαι; ὅλως τε

1179b, 4. γινοίμεθα K^b ‖ εἰ — 20. ἀρετῆς = 20. γίνεσθαι — 1180a, 5. καλῷ Rassow ‖ 5. μεγάλους om. K^b ‖ 9. κατακώχιμον $L^b M^b O^b$ ‖ 15. ἐννοίας $L^b O^b$ ‖ 17. ἔθεσι Jackson ‖ 22. τινος $L^b O^b$ ‖ ὡς om. K^b ‖ 24. ἰσχύει $K^b L^b$: ἐνισχύῃ $M^b O^b$ ‖ δεῖ M^b: δέει L^b, δέῃ $K^b O^b$ ‖ 25. ἤθεσι L^b ‖ 27. ἂν $L^b O^b$ ‖ συνίῃ L^b, συνίησιν M^b

(IX)

8 οὐ δοκεῖ λόγῳ ὑπείκειν τὸ πάθος ἀλλὰ βίᾳ. δεῖ δὴ τὸ ἦθος προϋπάρχειν πως οἰκεῖον τῆς ἀρετῆς, στέργον τὸ καλὸν καὶ δυσχεραῖνον τὸ αἰσχρόν. ἐκ νέου δ' ἀγωγῆς ὀρθῆς τυχεῖν πρὸς ἀρετὴν χαλεπὸν μὴ ὑπὸ τοιούτοις τραφέντα νόμοις· τὸ γὰρ σωφρόνως καὶ καρτερικῶς ζῆν οὐχ ἡδὺ τοῖς πολλοῖς, ἄλλως τε καὶ νέοις. διὸ νόμοις δεῖ τετάχθαι τὴν τροφὴν καὶ τὰ ἐπιτηδεύματα· οὐκ ἔσται γὰρ λυπηρὰ συνήθη γινό-

9 μενα. οὐχ ἱκανὸν δ' ἴσως νέους ὄντας τροφῆς καὶ ἐπιμελείας τυχεῖν ὀρθῆς, ἀλλ' ἐπειδὴ καὶ ἀνδρωθέντας δεῖ ἐπιτηδεύειν αὐτὰ καὶ ἐθίζεσθαι, καὶ περὶ ταῦτα δεοίμεθ' ἂν νόμων, καὶ ὅλως δὴ περὶ πάντα τὸν βίον· οἱ γὰρ πολλοὶ ἀνάγκῃ

10 μᾶλλον ἢ λόγῳ πειθαρχοῦσιν καὶ ζημίαις ἢ τῷ καλῷ. διόπερ οἴονταί τινες τοὺς νομοθετοῦντας δεῖν μὲν παρακαλεῖν ἐπὶ τὴν ἀρετὴν καὶ προτρέπεσθαι τοῦ καλοῦ χάριν, ὡς ἐπακουσομένων τῶν ἐπιεικῶς τοῖς ἔθεσι προηγμένων, ἀπειθοῦσι δὲ καὶ ἀφυεστέροις οὖσιν κολάσεις [τε] καὶ τιμωρίας ἐπιτιθέναι, τοὺς δ' ἀνιάτους ὅλως ἐξορίζειν· τὸν μὲν γὰρ ἐπιεικῆ καὶ πρὸς τὸ καλὸν ζῶντα τῷ λόγῳ πειθαρχήσειν, τὸν δὲ φαῦλον ἡδονῆς ὀρεγόμενον λύπῃ κολάζεσθαι ὥσπερ ὑποζύγιον. διὸ καί φασι δεῖν τοιαύτας γίνεσθαι τὰς λύπας αἳ μάλιστ' ἐναντιοῦνται

11 ταῖς ἀγαπωμέναις ἡδοναῖς. — εἰ δ' οὖν, καθάπερ εἴρηται, τὸν ἐσόμενον ἀγαθὸν τραφῆναι καλῶς δεῖ καὶ ἐθισθῆναι, εἶθ' οὕτως ἐν ἐπιτηδεύμασιν ἐπιεικέσι ζῆν καὶ μήτ' ἄκοντα μήθ' ἑκόντα πράττειν τὰ φαῦλα, ταῦτα δὲ γίνοιτ' ἂν βιουμέ-

12 νοις κατά τινα νοῦν καὶ τάξιν ὀρθήν, ἔχουσαν ἰσχύν· ἡ μὲν οὖν πατρικὴ πρόσταξις οὐκ ἔχει τὸ ἰσχυρὸν οὐδὲ τὸ ἀναγκαῖον,

29. ἔθος Heliodorus ‖ 35. γενόμενα O^b ‖ 1180a, 3. αὐτὰ] ἄττα vel τοιαῦτ' ἄττα Thomas ‖ δὴ post νόμων add. K^b ‖ 7. ἐπακουσομένοις M^b, ὑπακουσομένων O^b ‖ 8. ἐπιεικῶν $L^b O^b$ ‖ προηγμένοις M^b, προηγουμένως $L^b O^b$ ‖ 9. τε om. $K^b O^b$ ‖ ἐπιτιθεμένους M^b, ἐπιτιθέμεναι O^b ‖ 10. καὶ om. $K^b M^b$ ‖ 19. οὐδὲ] οὔτε δὴ L^b, οὐδὲ δὴ $K^b M^b O^b$.

(IX)

οὐδὲ δὴ ὅλως ἡ ἑνὸς ἀνδρός, μὴ βασιλέως ὄντος ἤ τινος τοιού-
του, ὁ δὲ νόμος ἀναγκαστικὴν ἔχει δύναμιν, λόγος ὢν ἀπό
τινος φρονήσεως καὶ νοῦ. καὶ τῶν μὲν ἀνθρώπων ἐχθαίρουσι
τοὺς ἐναντιουμένους ταῖς ὁρμαῖς, κἂν ὀρθῶς αὐτὸ δρῶσιν· ὁ δὲ
νόμος οὐκ ἔστιν ἐπαχθὴς τάττων τὸ ἐπιεικές. ἐν μόνῃ δὲ τῇ 13
Λακεδαιμονίων πόλει μετ' ὀλίγων ὁ νομοθέτης ἐπιμέλειαν
δοκεῖ πεποιῆσθαι τροφῆς τε καὶ ἐπιτηδευμάτων· ἐν δὲ ταῖς
πλείσταις τῶν πόλεων ἐξημέληται περὶ τῶν τοιούτων, καὶ ζῇ
ἕκαστος ὡς βούλεται, κυκλωπικῶς θεμιστεύων παίδων ἠδ'
ἀλόχου. κράτιστον μὲν οὖν τὸ γίνεσθαι κοινὴν ἐπιμέλειαν καὶ 14
ὀρθὴν καὶ δρᾶν αὐτὸ δύνασθαι· κοινῇ δ' ἐξαμελουμένων
ἑκάστῳ δόξειεν ἂν προσήκειν τοῖς σφετέροις τέκνοις καὶ φί-
λοις εἰς ἀρετὴν συμβάλλεσθαι, ἢ προαιρεῖσθαί γε. μάλιστα
δ' ἂν τοῦτο δύνασθαι δόξειεν ἐκ τῶν εἰρημένων νομοθετικὸς
γενόμενος· αἱ μὲν γὰρ κοιναὶ ἐπιμέλειαι δῆλον ὅτι διὰ νό-
μων γίνονται, ἐπιεικεῖς δὲ αἱ διὰ τῶν σπουδαίων. γεγραμ-
1180b *μένων δ' ἢ ἀγράφων, οὐδὲν ἂν δόξειε διαφέρειν, οὐδὲ δι' ὧν*
εἷς ἢ πολλοὶ παιδευθήσονται, ὥσπερ οὐδ' ἐπὶ μουσικῆς καὶ
γυμναστικῆς καὶ τῶν ἄλλων ἐπιτηδευμάτων. ὥσπερ γὰρ ἐν
ταῖς πόλεσιν ἐνισχύει τὰ νόμιμα καὶ τὰ ἤθη, οὕτως καὶ ἐν
οἰκίαις οἱ πατρικοὶ λόγοι καὶ τὰ ἔθη, καὶ ἔτι μᾶλλον διὰ
τὴν συγγένειαν καὶ τὰς εὐεργεσίας· προϋπάρχουσι γὰρ στέρ-
γοντες καὶ εὐπειθεῖς τῇ φύσει. ἔτι δὲ καὶ διαφέρουσιν αἱ 15
καθ' ἕκαστον παιδεῖαι τῶν κοινῶν, ὥσπερ ἐπ' ἰατρικῆς· κα-
θόλου μὲν γὰρ τῷ πυρέττοντι συμφέρει ἡσυχία καὶ ἀσιτία,
τινὶ δ' ἴσως οὔ, ὅ τε πυκτικὸς ἴσως οὐ πᾶσι τὴν αὐτὴν μάχην

22. *ἐχθραίνουσι* $L^b M^b O^b$ ‖ 29. *τὸ* om. $L^b O^b$ ‖ *γενέσθαι* $K^b M^b O^b$ ‖ 32. *συμβαλέσθαι* K^b ‖ *μᾶλλον* $K^b M^b$ ‖ 33. *δύνασθαι*] *τιμᾶσθαι* pr. K^b, om. O^b ‖ 1180b, 1. *δ'* om. K^b ‖ 2. *καὶ*] *ἢ* $K^b M^b$ ‖ 4. *ἔθη* M^b ‖ 5. *ἤθη* $L^b O^b$ ‖ 7. *καὶ* post *δὲ* om. $M^b O^b$ ‖ 9. *ἀσιτία καὶ ἡσυχία* L^b ‖ 10. *μάχην*] *ἀνάγκην* Scaliger.

(IX)
*περιτίθησιν. ἐξακριβοῦσθαι δὴ δόξειεν ἂν μᾶλλον τὸ καθ' ἕκα-
στον ἰδίας τῆς ἐπιμελείας γινομένης· μᾶλλον γὰρ τοῦ προσφόρου
τυγχάνει ἕκαστος. ἀλλ' ἐπιμεληθείη μὲν ⟨ἂν⟩ ἄριστα καθ' ἓν καὶ
ἰατρὸς καὶ γυμναστὴς καὶ πᾶς ἄλλος ὁ τὸ καθόλου εἰδώς, ὅτι
πᾶσιν ἢ τοῖς τοιοισδί· τοῦ κοινοῦ γὰρ αἱ ἐπιστῆμαι λέγονταί τε
16 καὶ εἰσίν. οὐ μὴν ἀλλ' ἑνός τινος οὐδὲν ἴσως κωλύει καλῶς
ἐπιμεληθῆναι καὶ ἀνεπιστήμονα ὄντα, τεθεαμένον δ' ἀκριβῶς
τὰ συμβαίνοντα ἐφ' ἑκάστῳ δι' ἐμπειρίαν, καθάπερ καὶ ἰατροὶ
ἔνιοι δοκοῦσιν ἑαυτῶν ἄριστοι εἶναι, ἑτέρῳ οὐδὲν ἂν δυνάμενοι
ἐπαρκέσαι. οὐδὲν δ' ἧττον ἴσως τῷ γε βουλομένῳ τεχνικῷ γε-
νέσθαι καὶ θεωρητικῷ ἐπὶ τὸ καθόλου βαδιστέον εἶναι δόξειεν
ἄν, κἀκεῖνο γνωριστέον ὡς ἐνδέχεται· εἴρηται γὰρ ὅτι περὶ τοῦθ'
17 αἱ ἐπιστῆμαι. τάχα δὴ καὶ τῷ βουλομένῳ δι' ἐπιμελείας
βελτίους ποιεῖν, εἴτε πολλοὺς εἴτ' ὀλίγους, νομοθετικῷ πειρατέον
γενέσθαι, εἰ διὰ νόμων ἀγαθοὶ γενοίμεθ' ἄν. ὅντινα γὰρ οὖν
καὶ τὸν προτεθέντα διαθεῖναι καλῶς οὐκ ἔστι τοῦ τυχόντος, ἀλλ'
εἴπερ τινός, τοῦ εἰδότος, ὥσπερ ἐπὶ ἰατρικῆς καὶ τῶν λοιπῶν
18 ὧν ἔστιν ἐπιμέλειά τις καὶ φρόνησις. — ἆρ' οὖν μετὰ τοῦτο ἐπι-
σκεπτέον πόθεν ἢ πῶς νομοθετικὸς γένοιτ' ἄν τις; ἢ καθάπερ
ἐπὶ τῶν ἄλλων, παρὰ τῶν πολιτικῶν; μόριον γὰρ ἐδόκει
τῆς πολιτικῆς εἶναι. ἢ οὐχ ὅμοιον φαίνεται ἐπὶ τῆς πολιτι-
κῆς καὶ τῶν λοιπῶν ἐπιστημῶν τε καὶ δυναμέων; ἐν μὲν
γὰρ ταῖς ἄλλαις οἱ αὐτοὶ φαίνονται τάς τε δυνάμεις παρα-
διδόντες καὶ ἐνεργοῦντες ἀπ' αὐτῶν, οἷον ἰατροὶ καὶ γραφεῖς·*

11. *δὲ* L^b, *δὲ δεῖ* M^b ‖ *ἂν* om. K^b ‖ 13. *ἂν* add. Bekker ‖ *καθ' ἕνα* schol. ‖ 14. *τὸ* om. K^b ‖ *ὅτι*] *τί* K^b, *ὅ τι* schol. ‖ 15. *τοιοισδί* rc. K^b: *τοιοῖς δεῖ* pr. K^b, *τοιοῖσδε* cett. ‖ 16. *ἀλλ'* K^b: *ἀλλὰ καὶ* ‖ 19. *ἔνια* pr. K^b ‖ *ἑαυτοῖς* $M^b O^b$ ‖ 23. *δὴ* Ramsauer: *δὲ* $K^b M^b$, *δ' ἂν* $L^b O^b$ ‖ 33. *τοῖς ἄλλοις* $L^b O^b$ ‖ *οἱ αὐτοὶ*] *οὗτοι* pr. K^b ‖ 34. *ἰατροὶ καὶ* Bekker: *ἰατρικοὶ* $K^b L^b$, *ἰατροὶ* $M^b O^b$

(IX)

τὰ δὲ πολιτικὰ ἐπαγγέλλονται μὲν διδάσκειν οἱ σοφισταί,
1181a πράττει δ' αὐτῶν οὐδείς, ἀλλ' οἱ πολιτευόμενοι, οἳ δόξαιεν
ἂν δυνάμει τινὶ τοῦτο πράττειν καὶ ἐμπειρίᾳ μᾶλλον ἢ δια-
νοίᾳ· οὔτε γὰρ γράφοντες οὔτε λέγοντες περὶ τῶν τοιούτων
φαίνονται (καίτοι κάλλιον ἦν ἴσως ἢ λόγους δικανικούς τε
καὶ δημηγορικούς), οὐδ' αὖ πολιτικοὺς πεποιηκότες τοὺς σφε-
τέρους υἱεῖς ἤ τινας ἄλλους τῶν φίλων. εὔλογον δ' ἦν, εἴπερ 19
ἐδύναντο· οὔτε γὰρ ταῖς πόλεσιν ἄμεινον οὐδὲν κατέλιπον
ἄν, οὔθ' αὑτοῖς ὑπάρξαι προέλοιντ' ἂν μᾶλλον τῆς τοιαύτης
δυνάμεως, οὐδὲ δὴ τοῖς φιλτάτοις. οὐ μὴν μικρόν γε ἔοικεν ἡ
ἐμπειρία συμβάλλεσθαι· οὐδὲ γὰρ ἐγίνοντο ἂν διὰ τῆς πο-
λιτικῆς συνηθείας πολιτικοί· διὸ τοῖς ἐφιεμένοις περὶ πολι-
τικῆς εἰδέναι προσδεῖν ἔοικεν ἐμπειρίας. τῶν δὲ σοφιστῶν οἱ 20
ἐπαγγελλόμενοι λίαν φαίνονται πόρρω εἶναι τοῦ διδάξαι·
ὅλως γὰρ οὐδὲ ποῖόν τί ἐστιν ἢ περὶ ποῖα ἴσασιν· οὐ γὰρ ἂν
τὴν αὐτὴν τῇ ῥητορικῇ οὐδὲ χείρω ἐτίθεσαν, οὐδ' ἂν ᾤοντο
ῥᾴδιον εἶναι τὸ νομοθετῆσαι συναγαγόντι τοὺς εὐδοκιμοῦντας
τῶν νόμων· ἐκλέξασθαι γὰρ εἶναι τοὺς ἀρίστους, ὥσπερ οὐδὲ
τὴν ἐκλογὴν οὖσαν συνέσεως καὶ τὸ κρῖναι ὀρθῶς μέγιστον,
ὥσπερ ἐν τοῖς κατὰ μουσικήν. οἱ γὰρ ἔμπειροι περὶ ἕκαστα
κρίνουσιν ὀρθῶς τὰ ἔργα, καὶ δι' ὧν ἢ πῶς ἐπιτελεῖται συ-
νιᾶσιν, καὶ ποῖα ποίοις συνᾴδει· τοῖς δ' ἀπείροις ἀγαπητὸν
τὸ μὴ διαλανθάνειν εἰ εὖ ἢ κακῶς πεποίηται τὸ ἔργον, ὥσ-
περ ἐπὶ γραφικῆς. οἱ δὲ νόμοι τῆς πολιτικῆς ἔργοις ἐοίκασιν·
1181b πῶς οὖν ἐκ τούτων νομοθετικὸς γένοιτ' ἄν τις, ἢ τοὺς ἀρίστους
κρῖναι; οὐ γὰρ φαίνονται οὐδ' ἰατρικοὶ ἐκ τῶν συγγραμμά- 21

1183a, 3. γὰρ secl. Scaliger ‖ 7. κατέλειπον K^b ‖ 10. οὐδὲ γὰρ ἐγίγνοντ'] ἐγίγνοντο γὰρ $L^b O^b$ ‖ πολιτικῆς om. L^b ‖ 11. συνηθείας μᾶλλον πολιτικοί $L^b O^b$ ‖ 18. τὸ] τοῦ M^b et pr. K^b ‖ 20. συνίσασιν $K^b M^b$ ‖ 22. τὸ om. $K^b M^b$ ‖ ἢ εὖ ἢ K^b ‖ 23. τοῖς πολιτικοῖς $L^b M^b O^b$ et rc. K^b.

(IX)

των γίνεσθαι. καίτοι πειρῶνταί γε λέγειν οὐ μόνον τὰ θεραπεύματα, ἀλλὰ καὶ ὡς ἰαθεῖεν ἂν καὶ ὡς δεῖ θεραπεύειν ἑκάστους, διελόμενοι τὰς ἕξεις. ταῦτα δὲ τοῖς μὲν ἐμπείροις ὠφέλιμα εἶναι δοκεῖ, τοῖς δ' ἀνεπιστήμοσιν ἀχρεῖα. ἴσως οὖν καὶ τῶν νόμων καὶ τῶν πολιτειῶν αἱ συναγωγαὶ τοῖς μὲν δυναμένοις θεωρῆσαι καὶ κρῖναι τί καλῶς ἢ τοὐναντίον καὶ ποῖα ποίοις ἁρμόττει εὔχρηστ' ἂν εἴη· τοῖς δ' ἄνευ ἕξεως τὰ τοιαῦτα διεξιοῦσιν τὸ μὲν κρίνειν καλῶς οὐκ ἂν ὑπάρχοι, εἰ μὴ ἄρα αὐτόματον, εὐσυνετώτεροι δ' εἰς ταῦτα τάχ' ἂν γένοιντο.

22 παραλιπόντων οὖν τῶν προτέρων ἀνερεύνητον τὸ περὶ τῆς νομοθεσίας, αὐτοὺς ἐπισκέψασθαι μᾶλλον βέλτιον ἴσως, καὶ ὅλως δὴ περὶ πολιτείας, ὅπως εἰς δύναμιν ἡ περὶ τὰ ἀνθρώπινα
23 φιλοσοφία τελειωθῇ. πρῶτον μὲν οὖν εἴ τι κατὰ μέρος εἴρηται καλῶς ὑπὸ τῶν προγενεστέρων πειραθῶμεν ἐπελθεῖν, εἶτα ἐκ τῶν συνηγμένων πολιτειῶν θεωρῆσαι τὰ ποῖα σῴζει καὶ φθείρει τὰς πόλεις καὶ τὰ ποῖα ἑκάστας τῶν πολιτειῶν, καὶ διὰ τίνας αἰτίας αἳ μὲν καλῶς αἳ δὲ τοὐναντίον πολιτεύονται· θεωρηθέντων γὰρ τούτων, τάχ' ἂν μᾶλλον συνίδοιμεν καὶ ποία πολιτεία ἀρίστη, καὶ πῶς ἑκάστη ταχθεῖσα, καὶ τίσι νόμοις καὶ ἔθεσι χρωμένη. λέγωμεν οὖν ἀρξάμενοι.

1181 b, 3. *γε* om. K^b ‖ 10. *ἕξεως*] *συνέσεως*? Rassow ‖ *τὰ* om. K^b ‖ 13. *παραλιπόντων* — 23. *ἀρξάμενοι* secl. Schlosser in transl. Politicorum I. p. 18, cf. Susemihl, Arist. Polit. griech. u. deutsch I. p. 71 sqq. ‖ 15. *δὴ* om. K^{b}M^{b}O^b ‖ *ἀνθρώπεια* K^{b}M^b ‖ 22. *ἤθεσι* M^b ‖ 23. *λέγομεν* K^b.

ADDENDA ET CORRIGENDA.

1095ᵇ 7 δὲ] γὰρ Susemihl pone ante ἢ ἔχει.
1099ᵇ 5 ἢ φίλοι om. Par. 1417, μὴ φίλοι coni. Coraes.
1104ᵇ 12 Πλάτων Legg. 653 A sqq.
1114ᵃ 16 ἐξὸν Kᵇ pone post 15. καίτοι — Ramsauer.
1127ᵇ 6 in adn. adde: ὅ γε] an ὅς γε?
1130ᵇ 12 οὐχ ἅπαν ἄνισον· τὸ μὲν γὰρ (καὶ τὸ μὲν Mᵇ) πλέον debebam in adn. referre.
1143ᵃ 3 adde in adn.: cf. 1159ᵇ 13.
1179ᵇ 9 lege κατακώχιμον in textu et in adn. κατοκώχιμον Kᵇ.

INDEX.*)

*) 94a — 99b = 1094a — 1099b. 100a — 181b = 1100a — 1181b.

APPENDIX.

Loci Ethicorum Nicomacheorum, qui in eodem opere citantur, sunt hi:

1096a, 5. *ἐν τοῖς ἑπομένοις*] 1177a, 12—1178a, 8. 1178a, 24—b, 32 ‖ 1099a, 24. *εἴπομεν*] 1097b, 25—1098a, 17 ‖ 32. *εἴπομεν*] v. n. ad 1098a, 20 ‖ 1100b, 9. *εἴπομεν*] 1099a, 31 sqq. ‖ 34. *εἴπομεν*] v. 9—11 ‖ 1102b, 26. *εἴπομεν*] v. 13 sq. ‖ 1103b, 31. *εἰρήκαμεν*] 1103a, 31—b, 23 ‖ 33. *ὕστερον*] 1144a, 11—1145a, 6 ‖ 1104a, 2. *κατ' ἀρχὰς*] 1094b, 11—27 ‖ b, 18. *πρότερον*] a, 27—b, 3 ‖ 1105a, 17. *λέγομεν*] 1103a, 31—b, 25. [1103b, 31 sq.] cf. 1104a, 27—b, 3 ‖ 1106a, 10. *πρότερον*] 1103a, 18 sqq. ‖ 24. *ἤδη — εἰρήκαμεν*] 1104a, 10—26 ‖ 1107b, 15. *ὕστερον*] 1119b, 19—1122a, 18 ‖ 21. *ὕστερον*] 1122a, 20 sqq. ‖ 24. *λέγομεν*] v. 17—19 ‖ 1109b, 1. *λέγομεν*] a, 30 sqq. ‖ 1113a, 15. *εἴρηται*] 1111b, 26 sqq. ‖ 1113b, 12. *ἦν*] 1103a, 31—b, 23. [1103b, 31 sq.] 1105a, 17—b, 18. cf. 1104a, 27—b, 3, sed v. Addenda ‖ 1115a, 7. *ἤδη*] 1103b, 16 sq. 1104a, 20 sqq. 35 sqq. b, 7 sq. [1107a, 33 sqq.] ‖ b, 25. *ἐν τοῖς πρότερον*] 1107b, 2 ‖ 1117a, 16. *ἦν*] 1115b, 11—24 ‖ b, 25. *εἴρηται*] [1104a, 22—24.] 33 sqq.

b, 5 sqq. [1107b, 4 sqq.] 1109a, 14 sqq. ‖ 1121a, 10. εἴρηται] 1119b, 27 sqq. ‖ 31. εἴρηται] v. 15—19 ‖ 1122a, 34. ὕστερον] 1123a, 19—33 ‖ b, 1. ἐν ἀρχῇ et 24. εἴρηται] a, 24—27 ‖ 34. τοιούτοις — 35. εἴρηται] v. 19—23 ‖ 1123a, 21. εἴρηται] 1122a, 30—33 ‖ 1125b, 1. εἴρηται] 1123a, 34—b, 22. [1107b, 26] ‖ 2. ἐν τοῖς πρώτοις] 1107b, 24 sqq. ‖ 13. ἐν τοῖς πρώτοις] 1107b, 32 sqq. ‖ 1126a, 31. ἐν τοῖς πρότερον] 1109b, 14—26 ‖ 1127a, 10. εἴρηται] 1126b, 14—16 ‖ 1128b, 35. ἐν τοῖς ὕστερον] 1145a, 15—1152a, 36 ‖ 1129b, 11. ἦν] a, 32 sqq. ‖ 1130b, 28. ὕστερον] si b, 6—29 Eudemo tribuenda sunt, in deperditis ultimis Ethicorum Eudemiorum capitibus: certe quae in Nic. 1179b, 20—1181b, 12 leguntur non satis complent promissi summam, magis ad eam quadrant Pol. 1276b, 16 sqq. 1278b, 1 sqq. 1288a, 32 sqq. 1293b, 1 sqq. 1328b, 33 sqq. 1333a, 11 sqq. 1337a, 3 sqq. 11 sqq. 1310a, 12 sqq. cf. 1260b, 13 sqq. ‖ 1132a, 17. ἦν] v. 14 sq. ‖ λέγομεν] 1131a, 10—14 ‖ 1133a, 26. πρότερον] v. 19 sqq. ‖ 1134b, 6. πρότερον] 1130a, 3 sq. ‖ 14. ἦν] v. 30 sq. 35 ‖ 15. ἦσαν] v. 1 sqq. ‖ 1135a, 23. πρότερον] 1111a, 22—24 vel potius E. E. 1223a, 23—1225b, 17. cf. inprimis 1224b, 13 sqq. 1225b, 1—10 ‖ 1139a, 3. πρότερον] 1102a, 27 sqq. ‖ 1140a, 21. εἴρηται] v. 9 sq. ‖ 1142a, 24. εἴρηται] 1141b, 9—16 ‖ 1144a, 31. εἴρηται] videtur hoc inter 1142b, 30 et 31 in lacuna periisse, cum neque v. 8. neque 20 sq., neque 24—26 satis respondeant ‖ 1145a, 34. ὕστερον] 1148b, 19 sqq. ‖ 35. πρότερον] 1103a, 17—1138b, 13 ‖ 1146a, 8. πρότερον] 1140b, 4 sqq. 20 sq. 1141b, 9 sqq. 1142a, 23 sqq. 1144a, 29 sq. 1144b, 32—1145a, 2 ‖ 1147b, 11. ἦν] a, 10—24 ‖ 28. ἔθεμεν] 1118a, 23 sqq. ‖ 1148a, 5. λέγομεν] 1117b, 27—1118b, 7 ‖ 25. πρότερον] v. Prolegg. p. XVII. n. ** ‖ 1149b, 27. κατ' ἀρχάς] 1148b, 15 sqq. ‖ 1150a, 11. πρότερον] 1118a, 23 sqq. ‖ 1150b, 29. ἐλέχθη] a, 21 sq. ‖ 31. ἠπορήσαμεν] 1146a, 31—b, 2 ‖ 1151a, 33. πρότερον] 1146a, 16—21 et 21—31, cf. 13—15 ‖ 1152a, 8. δέδεικται] 1144a, 29—b, 1. 1144b, 30—1145a, 6 ‖ 13. ἐν τοῖς πρώτοις λόγοις] 1144a, 23—b, 4 ‖ 1152b, 5. ἔθεμεν] 1104b, 8 sq. vel potius E. E. 1220a, 34. 1221b, 39 sq. 1222a, 10—17. b, 9 ‖ 1155b, 16. ἔμπροσθεν] ut videtur, 1108b, 30 sqq., si spuria sunt verba 15. εἴρηται — 16. ἔμπροσθεν, sin genuina, loco deperdito ‖ 1157b, 26. πολλάκις] 1156b, 7 sqq. 30 sqq. 1157a, 16—33 ‖ 1158a, 33. εἴρηται] 1156b, 13 sqq. 1157a, 1—3 ‖ b, 5. εἴρηται] 1157a, 3 sqq. ‖ 1159a, 9. εἴρηται] 1155b, 31 ‖ b, 25. ἐν ἀρχῇ] 1155b, 22 sqq., quamquam haud plane eadem ibi leguntur ‖ 1161b, 11. εἴρηται] vel 1159b, 31 sq. vel si πάσῃ recte ci. Rr. (v. Addenda), 1159b, 29 ‖ 1162a, 34. ἐν ἀρχῇ] 1156a, 6 sqq. ‖ 1163b, 12. εἴρηται] 1159a, 35—b, 2, cf. 1158b, 27 sq. 1162b, 4 ‖ 33. εἴρηται] v. 12 locisque ibi ci-

tatis ‖ 1164a, 12. *εἴρηται*] 1163a, 21 sqq. cf. 1157a, 10 sqq., at prorsus eadem ne ibi quidem dicta sunt ‖ 35. *εἴρηται*] 1162b, 6—12 ‖ 1165a, 2. *εἴρηται*] 1164b, 30 sqq. ‖ 12. *πολλάκις*] 1094b, 11—27. [1098a, 26 sqq.] 1103b, 34 sqq. cf. 1109b, 14—26. 1126a, 31—b, 9 ‖ b, 6. *ἐν ἀρχῇ*] 1157a, 3 sqq. 1158b, 4 sq. 1162b, 23 sqq., quamquam similia tantum, non penitus eadem his locis inveniuntur ‖ 1165b, 16. *εἴρηται*] 1156b, 20 sqq. 34 sq. 1157b, 36. 1158b, 28. 1159b, 2 sqq. ‖ 30. *ἦν* et 31. *εἴρηται*] 1157b, 17—24. ‖ 1166a, 12 *εἴρηται*] 1113a, 32 sq. ‖ 34. *ἀφείσθω ἐπὶ τοῦ παρόντος*] cf. 1168a, 28—1169b, 2 ‖ b, 32. *πρότερον*] 1155b, 34 sqq. ‖ 1168b, 5. *εἴρηται*] 1166a, 1—34 ‖ 1169b, 29. *ἐν ἀρχῇ*] 1098a, 5 sqq. 15 sq. b, 31 sqq. ‖ 32. *ἐν ἀρχῇ*] 1099b, 10 sqq. ‖ 1170a, 15. *εἴρηται*] 1099a, 11 sqq. 1113a, 22—33 ‖ 25. *τοῖς ἐχομένοις*] 1172a, 16—1176a, 29: vix certum aliquem huius dissertationis locum respicit interpolator ‖ 1175b, 22. *εἴρηται*] 1099a, 11 sqq. v. 1 sqq. ‖ 1176a, 32. *τίθεμεν*] cf. 1094a, 18—22 cum 1095a, 15 sqq. ‖ *τὰ προειρημένα*] 1097b, 22—1102a, 4 ‖ 33. *εἴπομεν*] 1098b, 31 sqq. cf. 1095b, 31 sqq. 1100a, 8 sqq. b, 28—30. 1102b, 3 sqq. ‖ 1176b, 2. *ἐν τοῖς πρότερον*] 1098a, 5 sqq. ‖ 25. *πολλάκις*] 1113a, 32 sq. 1170a, 14 sqq. 1176a, 15 sqq. cf. 1166a, 12 sq. ‖ 1177a, 11. *πρότερον*] 1176a, 35—b, 9 ‖ 18. *εἴρηται*] v. n. ad h. l. ‖ 19. *τοῖς πρότερον*] 1098b, 17 sq. 1099a, 29 sqq. 1102b, 13 sq. 1103a, 1 sqq. 1139a, 6 sqq. 1140b, 25 sqq. 1141a, 16 sqq. 21 sqq. 1143b, 33 sqq. 1144a, 1 sqq. 1145a, 6 sqq. 1173b, 16 sqq. 1174b, 20 sqq. 1175b, 36 sqq. 1176b, 25 sqq. ‖ 1178a, 4. *πρότερον*] nisi fallor, 1168b, 31 sqq., ut *λεχθὲν* illud ad ultima tantum verba v. 7. *εἴπερ τοῦτο μάλιστα ἄνθρωπος* spectet ‖ 1180a, 14. *εἴρηται*] 1179b, 31—1180a, 5 ‖ b, 22. *εἴρηται*] v. 15 sq.

